BKSH

ΑΛΦΑΒΗΤΟΝ ΑΛΒΑΝΙΚΟΝ.

Α	α,	Β ϐ.
Б	*b*	ὡς τὸ Γαλλικὸν b· οἷον *b*ᾶρι, ὁ χόρτος.
Γ̇	γ̇	ὡς τὸ Ἑλλ. γ πρὸ τοῦ ε, η, καὶ ι· οἷον γ̇άκ, αἷμα.
Γ	γ	ὡς τὸ Ἑλλ. γ πρὸ τοῦ α, ο, καὶ ω· οἷον γάρθ, φραγμός.
Δ	δ.	
D	*d*	ὡς τὸ Γαλλικὸν d· οἷον *d*έρα, ἡ θύρα.
Ε	ε.	
Ε̱	ε̱	ἐψιλὸν κλειστὸν, οἷον κε̱τέ̱, τοῦτο.
Ζ	ζ.	
Ζ̇	ζ̇	ὡς τὸ Γαλλικὸν j· οἷον ζ̇απῖ, σαῦρα.
Θ	θ,	Ι ι.
J	j	ὡς τὸ Ἰταλικὸν j· οἷον *j*άμ, εἶμαι.
Κ	κ	ὡς τὸ Ἑλλ. κ πρὸ τοῦ α, ο, καὶ ω· οἷον κᾶλ̇ι, ὁ ἵππος.
Κ̇	κ̇	ὡς τὸ Ἑλλ. κ πρὸ τοῦ ε, η, καὶ ι· οἷον κ̇άφα, ὁ λαιμός.
Λ	λ	ὡς τὸ Ἑλλ. λ πρὸ τοῦ α, ο, καὶ ω· οἷον γ̇έλα, τὸ φαγητόν.
Λ̇	λ̇	ὡς τὸ Ἑλλ. λ πρὸ τοῦ ε, η, καὶ ι· οἷον πέλ̇α, ἡ φοράδα.
Μ	μ,	Ν ν.
Ν̇	ν̇	ὑγρότερον τοῦ Ἑλληνικοῦ ν· οἷον ν̇ε̱͂, ἕν,
Ο	ο,	Π π.
Ρ	ρ	ὡς τὸ Ἑλληνικὸν ρ· οἷον ρȣ*aj*, φυλάττω.
Ρ̇	ρ̇	ὑγρότερον τοῦ Ἑλληνικοῦ ρ· οἷον ρ̇ȣ*aj*, ξυρίζω.
Σ	σ,	ς.
Σ̈	σ̈	ὡς τὸ Ἀγγλικὸν sh· οἷον σ̈ᾶρ̇α, τὸ πριόνιον.
Τ	τ.	
Ȣ	ȣ	ὡς τὸ Ἑλληνικὸν ου· οἷον ȣ̔δα, ἡ ὁδός.
Υ	υ	ὡς τὸ Γαλλ. u· οἷον ῦλι, τὸ ἄστρον.
Φ	φ.	
Χ̇	χ̇	βαθύτερον τοῦ Ἑλληνικοῦ χ· οἷον χ̇ᾶ, τρώγω.
ΤΣ	τσ	» » τσȣ́τσα, τὸ κοράσιον.
ΤΣ̈	τσ̈	» » τσ̈ȣ́νι, τὸ παιδίον.
DΣ	*d*σ	» » *d*σί*d*σα, ὁ σπινθήρ.
DΣ̈	*d*σ̈	» » *d*σ̈όκα, ἡ φλοκάτα.

Φωνήεντα βραχέα, ά έ έ̱ ί ό ȣ́ ύ.

Φωνήεντα μακρὰ, ᾶ ε͂ ε̱͂ ῖ ο͂ ȣ͂ ῦ.

BKSH

ΤΟ
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΑΓΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ

ΠΑΡΑΦΡΑΣΘΕΝ

ΕΚ ΤΟΥ ΑΡΧΕΤΥΠΟΥ ΕΛΛΗΝΙΚΟΥ

Σ̈Ε̱ṄΤΙ ȢΝΓ̇ΊΛ ΠΑΣ ΜΑΤΘΕȢΤ
ΚΕ̱ΘΥΕΡΕ̱ ΠΡΕΪ ΓΡΕΚ̇ΙΣ̈ΤΕΣΕ̱ ΒΙΕΤΕ̱ΡΕ̱
Σ̈Κ̇ΙΠ
Ndε̱ γλ̇ȣ́χ̇ε̱ Τοσκε̱ρίσ̈τε.

معارف عموميه نظارت جليله‌سنك رخصتيله
٢٣ جماذى‌الاخر ٣٠٣ و ١٧ مارت ٣٠٢ نومرو ٥٥
مصارفى انكليز بيبل شركتى طرفندن تسويه اولنه‌رق

ΚΟΝΣΤΑΝΤΙΝΟΠΟΛ̇Ε̱.
Ndε̱ σ̈τυπα-σ̈κρόν̇ε̱ τε̱ Α. Χ. Βοjadσ̈ιάνιτ.

1886

BKSH

BKSH

ΤΟ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΑΓΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ.

Κεφ. α΄.

1 ΒΙΒΛΟΣ τῆς γενεαλογίας τοῦ Ἰησοῦ
Χριστοῦ, υἱοῦ τοῦ Δαβὶδ, υἱοῦ τοῦ
Ἀβραάμ.

2 Ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ·
Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ
δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς
3 αὐτοῦ· Ἰούδας δὲ ἐγέννησε τὸν
Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ· Φαρὲς
δὲ ἐγέννησε τὸν Ἐσρώμ· Ἐσρὼμ
4 δὲ ἐγέννησε τὸν Ἀράμ· Ἀρὰμ δὲ ἐγέννησε
τὸν Ἀμιναδάβ· Ἀμιναδὰβ δὲ
ἐγέννησε τὸν Ναασσών· Ναασσὼν δὲ ἐγέννησε
5 τὸν Σαλμών· Σαλμὼν δὲ ἐγέννησε
τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ· Βοὸζ
δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ·

6 Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί· Ἰεσσαὶ
δὲ ἐγέννησε τὸν Δαβὶδ τὸν βασιλέα.

Δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν
Σολομῶντα ἐκ τῆς γυναικὸς τοῦ Οὐρίου·
7 Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ·
Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά·
8 Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά· Ἀσὰ δὲ
ἐγέννησε τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησε
9 τὸν Ὀζίαν· Ὀζίας δὲ ἐγέννησε
τὸν Ἰωάθαμ· Ἰωάθαμ δὲ ἐγέννησε τὸν
Ἄχαζ· Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν·
10 Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ·
Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών·
Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν·

11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ
τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας
Βαβυλῶνος.

12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος,
Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σα-

Σ̈Ε̱Ν̇ΤΙ ȢΝΓ̇ΊΛ ΠΑΣ ΜΑΤΘΕȢΤ.

Κρε̃ῖ 1.

1 Βιβλ̇ῖ ε jενεαλοjίσε̱ Jισȣ-Κρίσ̈τιτ,
τε̱ δῖριτ Δαβίδιτ, τε̱ δῖριτ Αβραάμιτ.

2 Αβραάμιτ ι λ̇ίνdι Ισαάκȣ: εδέ Ισαάκȣτ
ι λ̇ίνdι Jακόβι: εδέ Jακόβιτ ι
3 λ̇ίνdι Jȣ́δα εδέ τε̱ βε̱λ̇έζε̱ριτ' ε ατῖ: εδέ
Jȣ́δε̱σ' ι λ̇ίνdι Φαρέσι εδέ Ζαράῖ νγα
Θαμάρα: εδέ Φαρέσιτ ι λ̇ίνdι Εσρόμι:
εδέ Εσρόμιτ ι λ̇ίνdι Αράμι:
4 εδέ Αράμιτ ι λ̇ίνdι Αμιναδάβι: εδέ
Αμιναδάβιτ ι λ̇ίνdι Ναασσόνι: εδέ
5 Ναασσόνιτ ι λ̇ίνdι Σαλμόνι: εδέ
Σαλμόνιτ ι λ̇ίνdι Βοόζι νγα Ραχ̇άβα:
εδέ Βοόζιτ ι λ̇ίνdι Οβίδι νγα
Ρȣ́θα: εδέ Οβίδιτ ι λ̇ίνdι Jεσσέȣ:
6 εδέ Jεσσέȣτ ι λ̇ίνdι Δαβίδι μδε̱ρέτι.

Εδέ Δαβίδιτ μδε̱ρέτιτ ι λ̇ίνdι Σολομόνι
7 νγα γρȣ́αjα ε Ȣρίȣτ: εδέ
Σολομόνιτ ι λ̇ίνdι Ροβοάμι: εδέ Ροβοάμιτ
ι λ̇ίνdι Αβιάϊ: εδέ Αβιάϊτ
8 ι λ̇ίνdι Ασάϊ: εδέ Ασάϊτ ι λ̇ίνdι
Jοσαφάτι: εδέ Jοσαφάτιτ ι λ̇ίνdι
Jοράμι: εδέ Jοράμιτ ι λ̇ίνdι Οζία:
9 εδέ Οζίσε̱ ι λ̇ίνdι Jοαθάμι: εδέ Jοαθάμιτ
ι λ̇ίνdι Αχ̇άζι: εδέ Αχ̇άζιτ ι
10 λ̇ίνdι Εζεκ̇ία: εδέ Εζεκ̇ίσε̱ ι λ̇ίνdι
Μανασσίȣ: εδέ Μανασ̈σίȣτ ι λ̇ίνdι
Αμόνι: εδέ Αμόνιτ ι λ̇ίνdι Jοσία:
11 εδέ Jοσίσε̱ ι λ̇ίνdι Jεχ̇ονία εδέ τε̱
βε̱λέζε̱ριτ' ε τῖ, μδε̱ τε̱ σ̈πε̱ρνγȣ́λ̇ȣριτ
τε̱ Βαβυλόνε̱σε̱.

12 Εδέ πας τε̱ σ̈πε̱ρνγȣ́λ̇ȣριτ Βαβυλόνε̱σε̱,
Jεχ̇ονίσε̱ ι λ̇ίνdι Σαλαθιέλ̇ι:

λαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ·
13 Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ·
Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ·
14 Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ· Ἀ-
ζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ
ἐγέννησε τὸν Ἀχείμ· Ἀχεὶμ δὲ ἐγέν-
15 νησε τὸν Ἐλιούδ· Ἐλιοὺδ δὲ ἐγέννησε
τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησε
τὸν Ματθάν· Ματθὰν δὲ ἐγέννησε τὸν
16 Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ
τὸν ἄνδρα τῆς Μαρίας, ἐξ ἧς ἐγεννήθη
Ἰησοῦς ὁ λεγόμενος Χριστός.

17 Πᾶσαι λοιπὸν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ
ἕως Δαβὶδ εἶναι γενεαὶ δεκατέσσαρες·
καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας
Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ
ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως
τοῦ Χριστοῦ, γενεαὶ δεκατέσσαρες.

18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις
οὕτως ἦτο· ἀφοῦ ἠῤῥαβωνίσθη ἡ μήτηρ
αὐτοῦ Μαρία μετὰ τοῦ Ἰωσήφ, πρὶν
συνέλθωσιν, εὑρέθη ἐν γαστρὶ ἔχουσα

19 ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ
αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων νὰ
θεατρίση αὐτὴν, ἠθέλησε νὰ ἀπολύση
20 αὐτὴν κρυφίως. Ἐνῷ δὲ αὐτὸς διελο-
γίσθη ταῦτα, ἰδοὺ, ἄγγελος Κυρίου ἐ-
φάνη κατ' ὄναρ εἰς αὐτὸν, λέγων, Ἰω-
σὴφ υἱὲ τοῦ Δαβίδ, μὴ φοβηθῆς νὰ
παραλάβης Μαριὰμ τὴν γυναῖκά σου·
διότι τὸ ἐν αὐτῆ γεννηθὲν εἶναι ἐκ

21 Πνεύματος Ἁγίου· θέλει δὲ γεννήσει
υἱόν, καὶ θέλεις καλέσει τὸ ὄνομα αὐ-
τοῦ Ἰησοῦν· διότι αὐτὸς θέλει σώσει
τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν
αὐτῶν.

εδέ Σαλαθιέλ̇ιτ ι λ̇ίνdι Ζοροβαβέλ̇ι:
13 εδέ Ζοροβαβέλ̇ιτ ι λ̇ίνdι Αβιȣ́δι: εδέ
Αβιȣ́διτ ι λ̇ίνdι Ελ̇ιακίμι: εδέ Ε-
14 λ̇ιακίμιτ ι λ̇ίνdι Αζ̧όρι: εδέ Αζ̧όριτ
ι λ̇ίνdι Σαδȣ́κȣ: εδέ Σαδȣ́κȣτ ι
λ̇ίνdι Ακ̇ίμι: εδέ Ακ̇ίμιτ ι λ̇ίνdι
15 Ελ̇ιȣ́δι: εδέ Ελ̇ιȣ́διτ ι λ̇ίνdι Ελ̇εα-
ζ̧άρι: εδέ Ελ̇εαζ̧άριτ ι λ̇ίνdι Ματ-
θάνι: εδέ Ματθάνιτ ι λίνdι Jακόβι:
16 εδέ Jακόβιτ ι λ̇ίνdι Jοσίφι bȣ̃ρ̇' ι
Μαρίσε̨, κ̇ε̨ νγα αjό λ̇ίνdι Jισȣ̃ϊ κ̇ε̨
θȣ́χ̇ετε̨ Κρίσ̈τ.

17 Γίθε̨ bρέζατε̨ πρᾶ κ̇ε̨ νγα Αβραά-
μι γ̇ερ μbε̨ dίτε̨ τε̨ Δαβίδιτ, jάνε̨
κατε̨ρ-μbε̨-δίετε̨ bρέζα: εδέ κ̇ε̨
νγα Δαβίδι γ̇ερ μbε̨ τε̨ σ̈πε̨ρνγȣ́-
λ̇ȣριτ τε̨ Βαβυλόνε̨σε̨, jάνε̨ κατε̨ρ-
μbε̨-δίετε̨ bρέζα: εδέ κ̇ε̨ νγα τε̨
σ̈πε̨ρνγȣ́λ̇ȣριτ' ε Βαβυλόνε̨σε̨ γ̇ερ
μbε̨ dίτε̨ τε̨ Κρίσ̈τιτ, jάνε̨ κατε̨ρ-μbε̨-
δίετε̨ bρέζα.

18 Εδέ τε̨ λ̇ίνdȣριτ' ε Jισȣ-Κρίσ̈τιτ
κε̨σ̈τȣ́ κᾶ κ̇ε̨̃νε̨: πασσι ȣμbε̨λ̇ȣ́α ε
ε̨̃μα ε ατῖ Μαρία με Jοσίφνε̨, πε̨ρ-
πάρα σε τε̨ bασ̈κόνεσ̈ινε̨, ȣγ̇ε̨̃ντ με
bάρ̇ε̨ νγα Φρῦμ' ε Σ̈ε̨ν̇τε̨ρȣ́αρε̨.
19 Εδέ Jοσίφι bȣ̃ρ̇' ι ασᾶϊ, τȣκε κ̇ε̨̃νε̨
ι dρέϊτε̨, ε τȣκε μος dάσ̈ȣρε̨ τ'ι
20 νdσ̈ιέρ̇ε̨ ζέ̨ριν' ε λ̇ίκ, dέσ̈ τα λ̇ε̨-
σ̈όν̇ε̨ φσ̈έχ̇ȣραζι. Πό αΰ κȣρ ίσ̈τε
τȣκε μενdȣ́αρε̨ κε̨τό πȣνε̨, jά ε̨̃νγ̇ε̨λ'
ι Ζότιτ τεκ ι ȣdȣ́κ νd' έ̨νdε̨ρ̇ε̨, ε
ι θά, Jοσίφ, ι bῖρ' ι Δαβίδιτ, μος
ȣφρικε̨σό τε̨ μάρ̇τσ̈ πε̨ράνε̨ βέτε̨χ̇εσε̨
γρȣ́ανε̨ τέ̨νdε Μαριάμε̨νε̨: σεπσέ τε̨
μbάρσȣριτε̨ κ̇ε̨ ȣbε̨̃ τεκ αjό έ̨σ̈τε̨
21 νγα Φρῦμ' ε Σ̈ε̨ν̇τε̨ρȣ́αρε̨. Εδέ dοτε̨
πιέλ̇ε̨ bῖρ, εδέ dοτ' ια κ̇jȣ́αν̇τσ̈ έμε̨ριν'
ε τῖ Jισȣ̃: σεπσέ αΰ dοτε̨ σ̈πε̨τόν̇ε̨ λα-
ȣ́ζ̧ιν' ε τῖ νγα φάjετ' ε ατύρε.

22 (Τοῦτο δὲ ὅλον ἔγεινε διὰ νὰ πληρωθῇ
τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ
23 προφήτου, λέγοντος, Ἰδού, ἡ παρθένος
θέλει συλλάβει, καὶ θέλει γεννήσει
υἱὸν, καὶ θέλουσι καλέσει τὸ ὄνομα
αὐτοῦ ἘΜΜΑΝΟΥΗΛ, τὸ ὁποῖον μεθερμηνευόμενον
εἶναι, Μεθ' ἡμῶν ὁ
Θεός.)
24 Ἐξεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου,
ἔκαμεν ὡς προσέταξεν αὐτὸν ὁ
ἄγγελος Κυρίου· καὶ παρέλαβε τὴν
25 γυναῖκα αὐτοῦ. Καὶ δὲν ἐγνώριζεν
αὐτὴν, ἑωσοῦ ἐγέννησε τὸν υἱὸν αὐτῆς
τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ
ὄνομα αὐτοῦ ἸΗΣΟΥΝ.

Κεφ. β'.

1 ἈΦΟΥ δὲ ἐγεννήθη ὁ Ἰησοῦς ἐν Βηθλεὲμ
τῆς Ἰουδαίας, ἐπὶ τῶν ἡμερῶν
Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ, μάγοι ἀπὸ
ἀνατολῶν ἦλθον εἰς Ἱεροσόλυμα, λέ-
2 γοντες, Ποῦ εἶναι ὁ γεννηθεὶς βασιλεὺς
τῶν Ἰουδαίων; διότι εἴδομεν τὸν ἀστέρα
αὐτοῦ ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν
διὰ νὰ προσκυνήσωμεν αὐτόν·
3 Ἀκούσας δὲ Ἡρώδης ὁ βασιλεὺς, ἐταράχθη,
καὶ πᾶσα ἡ Ἱεροσόλυμα μετ'
4 αὐτοῦ. Καὶ συνάξας πάντας τοὺς ἀρχιερεῖς
καὶ γραμματεῖς τοῦ λαοῦ, ἠρώτα
νὰ μάθῃ παρ' αὐτῶν, ποῦ ὁ Χρι-
5 στὸς γεννᾶται. Ἐκεῖνοι δὲ εἶπον πρὸς
αὐτὸν, Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· διότι
οὕτως εἶναι γεγραμμένον διὰ τοῦ
6 προφήτου, Καὶ σὺ Βηθλεὲμ, γῆ Ἰούδα,
δὲν εἶσαι οὐδόλως ἐλαχίστη μεταξὺ
τῶν ἡγεμόνων τοῦ Ἰούδα· διότι ἐκ σοῦ
θέλει ἐξέλθει ἡγούμενος, ὅστις θέλει
ποιμάνει τὸν λαόν μου τὸν Ἰσραήλ.
7 Τότε ὁ Ἡρώδης, καλέσας κρυφίως
τοὺς μάγους, ἐξηκρίβωσε παρ' αὐτῶν

22 (Εδέ γ̇ίθε̱ κε̱jό ȣƃε̱ κ̇ε̱ τε̱ μƃȣσ̈ετε̱
τσ̈'έ̱σ̈τε̱ θέ̱νε̱ νγα Ζότι με άνε̱
23 τε̱ προφίτιτ, κ̇ε̱ θότε̱, Jά ϐε̱ργ̇ε̱ρέσ̈α τε
dοτε̱ μƃάρσετε̱, εδέ dοτε̱ πιέλε̱ ƃῖρ,
εδέ dοτ'ια κ̇jȣάν̇ε̱ν' έμε̱ριν' ε τί Εμμανȣί̔λ,
κ̇ε̱ αjό κε̱θύερε̱ dό με
θέ̱νε̱, Περε̱νdία ƃάσ̈κε̱ με νε̃.)
24 Εδέ Jοσίφι σι ȣσκ̇ȣα νγα γ̇ȣμι,
ƃε̱ρι σικȣνdρε̱ ε ȣρδε̱ρõϊ έ̱νγ̇ε̱λ' ι
Ζότιτ: εδέ μόρι πε̱ράνε̱ ϐέτε̱χ̇εσε̱
25 γρȣαν' ε τί. Εδέ νȣκ' ε ν̇όχ̇ȣ ατέ̱,
γ̇ερσᾶ πόλι τέ̱ ƃῖριν' ε σᾶϊ τε̱ παραλ̔ίνdȣρινε̱:
εδέ ια κ̇jȣαϊτι έμε̱ρινε̱
Jισȣ̃.

Κρε̃ϊ 2.

1 Εδέ Jισȣ̃ϊ σι λ̔ίνdι νdε̱ Βιθλ̔εέμε̱
τε̱ Jȣδέσε̱, νdε̱ dίτ τε̱ μƃε̱ρέτιτ Ιρόδιτ,
jά τσά μαγ̇ισ̈τάρε̱ νγα τε̱
λ̔ίνdȣριτ' ε dιέλιτ έρθνε̱ νdε̱ Jερȣ-
2 σαλ̔ίμ, ε θόσ̈ινε̱, Κȣ́ έ̱σ̈τε̱ μƃε̱ρέτι
Jȣδέν̇ϐετ κ̇ε̱ κᾶ λ̔ίνdȣρε̱; σεπσέ πᾶμ
ῦλιν' ε ατῖ νdε̱ τε̱ λ̔ίνdȣριτ dιέλιτ,
3 ε έρδε̱μ τ' ι φάλ̔εμι. Εδέ μƃε̱ρέτι
Ιρόδ̔ι κȣρ dε̱γ̇õϊ, ȣdρόθ, εδέ γ̇ίθε̱
4 Jερȣσαλ̔ίμι ƃάσ̈κε̱ με ατέ̱. Εδέ σι
μƃε̱λ̔όδι γ̇ίθε̱ κρυε-πρίφτε̱ριτ' εδέ
σ̈κρόν̇ε̱σιτ' ε γ̇έ̱νdε̱jεσε̱, πύεστε τε̱
μάρ̇ε̱ ϐέσ̈ πρέϊ ατύρε, κȣ λ̔ίντ
5 Κρίσ̈τι. Εδέ ατά ι θάνε̱ ατῖ, Νdε̱
Βιθλ̔εέμε̱ τε̱ Jȣδέσε̱: σεπσέ κε̱σ̈τȣ́
έ̱σ̈τε̱ σ̈κρȣαρε̱ νγα άν' ε προφίτιτ,
6 Εδέ τί Βιθλ̔εέμε̱, δε̃ȣ ι Jȣ́δε̱σε̱, νȣκε̱
jε̃ φάρε ε ϐόγε̱λ̔ε̱ νdε̱ρ ζοτε̱ρίν̇τ τε̱
Jȣδε̱σε̱: σεπσέ πρέϊ τέjε dοτε̱ dάλ̔ε̱
ν̇έ̱ ι πάρε̱, ι τσίλ̔ι dοτε̱ κȣλόσν̇ε̱
λαȣ́ζινε̱ τίμ Ισραΐ̔λνε̱.
7 Ατε̱χ̇έρε Ιρόδ̔ι θίρ̣ι φσ̈έχ̇ȣραζ̆ι μαγ̇ισ̈τάρε̱τε̱,
ε μόρι ϐέσ̈ μίρε̱ νγα ατά

τὸν καιρὸν τοῦ φαινομένου ἀστέρος·
8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλεέμ, εἶπε,
Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ
τοῦ παιδίου· ἀφοῦ δὲ εὕρητε, ἀπαγγείλατέ
μοι, διὰ νὰ ἔλθω καὶ ἐγὼ νὰ
9 προσκυνήσω αὐτό. Ἐκεῖνοι δὲ ἀκούσαντες
τοῦ βασιλέως, ἀνεχώρησαν· καὶ
ἰδού, ὁ ἀστήρ, τὸν ὁποῖον εἶδον ἐν
τῇ ἀνατολῇ, προεπορεύετο αὐτῶν,
ἑωσοῦ ἐλθὼν ἐστάθη ἐπάνω ὅπου ἦτο
10 τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα,
11 ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Καὶ
ἐλθόντες εἰς τὴν οἰκίαν, εὗρον τὸ παιδίον
μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ,
καὶ πεσόντες προσεκύνησαν αὐτό, καὶ
ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσέφερον
εἰς αὐτὸ δῶρα, χρυσὸν καὶ
12 λίβανον καὶ σμύρναν. Καὶ ἀποκαλυφθέντες
θεόθεν κατ᾽ ὄναρ νὰ μὴ ἐπιστρέψωσι
πρὸς τὸν Ἡρώδην, δι᾽ ἄλλης
ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

13 Ἀφοῦ δὲ αὐτοὶ ἀνεχώρησαν, ἰδού,
ἄγγελος Κυρίου φαίνεται κατ᾽ ὄναρ εἰς
τὸν Ἰωσήφ, λέγων, Ἐγερθεὶς παράλαβε
τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ,
καὶ φεῦγε εἰς Αἴγυπτον· καὶ ἔσο
ἐκεῖ ἑωσοῦ εἴπω σοι· διότι μέλλει ὁ
Ἡρώδης νὰ ζητήσῃ τὸ παιδίον, διὰ νὰ
14 ἀπολέσῃ αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε
τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ
διὰ νυκτὸς, καὶ ἀνεχώρησεν εἰς
15 Αἴγυπτον· καὶ ἦτο ἐκεῖ ἕως τῆς τελευτῆς
τοῦ Ἡρώδου· διὰ νὰ πληρωθῇ
τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου,
λέγοντος, Ἐξ Αἰγύπτου ἐκάλεσα
τὸν υἱόν μου.

16 Τότε ὁ Ἡρώδης, ἰδὼν ὅτι ἐνεπαίχθη
ὑπὸ τῶν μάγων, ἐθυμώθη σφόδρα,
καὶ ἀποστείλας ἐφόνευσε πάντας τοὺς
παῖδας τοὺς ἐν Βηθλεέμ, καὶ ἐν πᾶσι
τοῖς ὁρίοις αὐτῆς, ἀπὸ δύο ἐτῶν καὶ
κατωτέρω, κατὰ τὸν καιρὸν τὸν ὁποῖον
17 ἐξηκρίβωσε παρὰ τῶν μάγων. Τότε

8 κόχ̇ε̱ν᾽ ε ῦλιτ κ̇ε̱ ίσ̈τε dȣκȣρε̱: εδέ
σι ι dε̱ργο̃ϊ ατά νdε̱ Βιθλ̇εέμε̱, θά,
Σ̈κόνι ε ϐε̱σ̈γόνι μίρε̱ πε̱ρ dιάλε̱νε̱:
εδέ σι τα γ̇ένι, μ᾽ έπνι ζε̱̃, κ̇ε̱ τε̱
9 ϐίν̇ εδέ ȣν᾽ ε τ᾽ ι φάλ̇εμ ατῖ. Εδέ
ατά σι dε̱γ̇ȣ́ανε̱ μɓε̱ρέτινε̱ ϐάνε̱:
εδέ jά ῦλι κ̇ε̱ πάνε̱ νdε̱ τε̱ λ̇ίνdȣριτ
dιέλιτ τε σ̈κόντε πε̱ρπάρα ατύρε,
γ̇ερσᾶ έρδι ε κ̇ε̱νdρο̃ϊ σίπε̱ρ τεκ
10 ίσ̈τε dιᾶλ̇ι. Εδέ ατά κȣρ πάνε̱
ύλινε̱, ȣγε̱ζȣ́ανε̱ με γε̱ζίμ τε̱ μάθ
11 φόρτ. Εδέ σι έρθνε̱ νdε̱ σ̈τε̱πῖτ,
γ̇έτνε̱ dιάλ̇ε̱νε̱ ɓάσ̈κε̱ με τ᾽ έ̱με̱ν᾽ ε
τῖ Μαρίνε̱, εδέ ράνε̱ μɓε̱ δε̱̃ ε ι
ȣφάλ̇νε̱ ατῖ, εδέ σι χ̇άπνε̱ θεσάρε̱τ᾽ ε
τύρε, ι πρȣ́νε̱ ατῖ δȣρε̱τῖ ᾶρ ε κε̱ν̇έμ
12 ε σμύρνε̱. Εδέ σι ι ȣdε̱φτύε ατύρε
νγα Περε̱νdία νd᾽ έ̱νdε̱ρ̇ε̱ τε̱ μος
κε̱θένενε̱ τεκ Ιρόδι, ίκνε̱ ε ϐάνε̱ νγα
ν̇ε̱ τιάτε̱ρ᾽ ȣ́δε̱ νdε̱ ϐε̱ντ τε̱ τύρε.

13 Εδέ πασσι ίκνε̱ ατά, jά έ̱νγ̇ε̱λ᾽ ι
Ζότιτ τεκ ι dȣ́κετε̱ νd᾽ έ̱νdε̱ρ̇ε̱ Jοσίφιτ,
τȣκε θέ̱νε̱, Νγρέȣ ε μέρ με ϐέτε̱χ̇ε
dιάλ̇ε̱ν᾽ εδέ τ᾽έ̱με̱ν ε ατῖ, εδέ ίκ
νdε̱ Εγ̇ύπτε̱: εδέ ρ̇ί ατιέ γ̇ερ κȣρ
τε̱ θέμ τῦϊ: σεπσέ Ιρόδι dοτε̱ κε̱ρκόν̇ε̱
14 dιάλ̇ε̱νε̱ κ̇ε̱ τα πρίσ̈ν̇ε̱. Εδέ αύ ȣνγρίτ
ε μόρι με ϐέτε̱χ̇ε dιάλ̇ε̱ν᾽ εδέ τ᾽έ̱με̱ν᾽
ε ατῖ νάτε̱νε̱, εδέ ίκȣ νdε̱ Εγ̇ύπτε̱:
15 εδέ νdέν̇ι ατιέ γ̇ερ μɓε̱ ϐdέκε̱jετ
Ιρόδιτ: κ̇ε̱ τε̱ μɓȣσ̈ετε̱ τσ̈᾽έ̱σ̈τε̱ θέ̱νε̱
νγα Ζότι με άνε̱ τε̱ προφίτιτ, κ̇ε̱
θότε̱, Νγα Εγ̇ύπτα θίρ̇α τε̱μ-ɓίρ.

16 Ατε̱χ̇έρε Ιρόδι, κȣρ πᾶ σε ȣγε̱ν̇ύε
νγα μαγ̇ισ̈τάρε̱τε̱, ȣζ̆εμε̱ρȣ́α φόρτ,
εδέ dε̱ργο̃ϊ ε ϐράȣ γ̇ίθε̱ dιέλ̇μτε̱ κ̇ε̱
ίσ̈ινε̱ νdε̱ Βιθλ̇εέμε̱, ε νdε̱πε̱ρ γ̇ιθε̱
σινόρετ᾽ ε ασᾶϊ, κ̇ε̱ μɓε̱ dύ ϐιέτσ̈
ε πόσ̈τε̱, πας κόχ̇ε̱σε̱ κ̇ε̱ μόρι ϐέσ̈
17 μίρε̱ νγα μαγ̇ισ̈τάρε̱τε̱. Ατε̱χ̇έρε̱

ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ
18 προφήτου, λέγοντος, Φωνὴ ἠκούσθη
ἐν Ῥαμᾷ, θρῆνος καὶ κλαυθμὸς καὶ
ὀδυρμὸς πολύς· ἡ Ῥαχὴλ ἔκλαιε τὰ
τέκνα αὐτῆς, καὶ δὲν ἤθελε νὰ παρηγορηθῇ,
19 διότι δὲν ὑπάρχουσι. Τελευτήσαντος
δὲ τοῦ Ἡρώδου, ἰδού, ἄγγελος
Κυρίου φαίνεται κατ' ὄναρ εἰς τὸν
20 Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων, Ἐγερθεὶς
παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα
αὐτοῦ, καὶ ὕπαγε εἰς γῆν Ἰσραήλ·
διότι ἀπέθανον οἱ ζητοῦντες τὴν ψυχὴν
21 τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβε
τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ
22 ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ
ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας
ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ,
ἐφοβήθη νὰ ὑπάγῃ ἐκεῖ· ἀποκαλυφθεὶς
δὲ θεόθεν κατ' ὄναρ, ἀνεχώρησεν
23 εἰς τὰ μέρη τῆς Γαλιλαίας. Καὶ
ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην
Ναζαρέτ· διὰ νὰ πληρωθῇ τὸ ῥηθὲν
διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος
θέλει ὀνομασθῇ.

Κεφ. γ'.

1 ἘΝ ἐκείναις δὲ ταῖς ἡμέραις ἔρχεται
Ἰωάννης ὁ Βαπτιστὴς, κηρύττων
2 ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, καὶ λέγων,
Μετανοεῖτε· διότι ἐπλησίασεν ἡ βασιλεία
3 τῶν οὐρανῶν. Διότι οὗτος εἶναι ὁ
ῥηθεὶς ὑπὸ Ἡσαΐου τοῦ προφήτου, λέγοντος,
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,
Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· εὐθείας
κάμετε τὰς τρίβους αὐτοῦ.

4 Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα
αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ
ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ·
ἡ δὲ τροφὴ αὐτοῦ ἦτο ἀκρίδες
καὶ μέλι ἄγριον.

5 Τότε ἐξήρχετο πρὸς αὐτὸν ἡ Ἱε-

ȣμbȣ́σ̈ τσ̈' έ̱σ̈τε̱ θέ̱νε̱ νγα προφίτι Jερεμί,
18 κ̇ε̱ θότε̱, Ζε̱ ȣdε̱γ̇ȣ́α νdε̱ Ραμᾶ,
ϐάjε̱ ε τε̱ κ̇jάρε̱ ε γ̇έ̱με̱ σ̈ȣμε̱: Ραχ̇ίλα
κ̇jάντε dιέλ̈μτ' ε σᾶϊ, εδέ νȣκε̱
dόντε τε̱ νγȣσ̈ȣλόνεϊ, σεπσέ νȣκε̱
19 jάνε̱. Εδέ Ιρόδι σι ϐdίκ̇, jά ε̱νγ̇ε̱λ'
ι Ζότιτ τεκ ι dȣκετε̱ νd'έ̱νdε̱ρ̇ε̱ Jοσίφιτ
20 νdε̱ Εγύπτε̱, ε ι θότε̱, Νγρέȣ
ε μέρ με βέτε̱χ̇ε dιάλ̈ε̱ν' εδέ τ'έ̱με̱ν'
ε ατί, εδέ έτσε̱ νdε̱ δε̃ τε̱ Ισραΐλ̈ιτ:
σεπσέ ατά κ̇ε̱ κε̱ρκόνινε̱ jέτε̱ν' ε dιᾶλ̈ιτ
21 κάνε̱ ϐdέκȣρε̱. Εδέ αύ ȣνγρίτ ε μόρι
με βέτε̱χ̇ε dιάλ̈ε̱ν' εδέ τ'έ̱με̱ν' ε ατί, εδέ
22 έρδι νdε̱ δε̃ τε̱ Ισραΐλ̈ιτ. Πό κȣρ dε̱γ̇ο̃ϊ
σε Αρκ̇ελάȣ μbε̱ρετε̱ρόν νdε̱ Jȣδε̃τ
νdε̱ βέ̱ντ τε̱ Ιρόδιτ τέτ, πάτ φρίκε̱
τε̱ ϐέjε̱ ατιέ: εδέ σι ι ȣdε̱φτύε̱ ατὶ
νγα Περε̱νdία νd' έ̱νdε̱ρ̇ε̱, ίκȣ νd' άνε̱τ
23 τε̱ Γαλ̈ιλ̈έσε̱. Εδέ έρδι ε νγȣ́λ̈ι νdε̱
ν̇έ̱ κ̇υτέτ κ̇ε̱ θȣχ̇ετε̱ Ναζαρέτ: κ̇ε̱
τε̱ μbȣσ̈ετε̱ τσ̈'έ̱σ̈τε̱ θέ̱νε̱ νγα προφίτε̱ριτε̱,
σε Ναζορέας dοτε̱ κ̇jȣχ̇ετε̱.

Κρε̃ϊ 3.

1 Εδέ νd' ατό dίτ ϐιέν Jοάνν παγε̱ζόρι
τȣκε λ̇ετσ̈ίτȣρε̱ νdε̱ σ̈κρετε̱τίρε̱τ
2 τε̱ Jȣδέσε̱, ε τȣκε θέ̱νε̱, Πενdόχ̇ι:
σεπσέ ȣαφρȣκ μbε̱ρετε̱ρία ε κ̇ιέjεϐετ.
3 Σεπσέ κύϊ έ̱σ̈τ' αύ κ̇ε̱ ȣφόλ̈ νγα
προφίτι Ισαΐ, κ̇ε̱ θότε̱, Ζε̱ρι ατί κ̇ε̱
bε̱ρτέτ νdε̱ σ̈κρετε̱τίρε̱τ, Βέ̱νι γατί
ȣ́δε̱ν' ε Ζότιτ: bέ̱νι ρ̇ȣ́γατ' ε τί τε̱
dρέϊτα.

4 Εδέ αύ Jοάννι κίσ̈τε τε̱ ϐέσ̈ȣριτ'
ε τί πρέϊ κ̇ίμεσ̈ καμίλε̱σε̱, εδέ
bρές τε̱ λ̇ε̱κȣρτε̱ πε̱ρ μέζιν' ε τί:
εδέ ȣσ̈κ̇ίμι ατί ίσ̈τε καρκαλ̈έτσα ε
μιάλ̈τ' ι έγρε̱.

5 Ατε̱χ̇έρε dίλ̇τε jάσ̈τε̱ τεκ αύ Jερȣ-

ροσόλυμα, καὶ πᾶσα ἡ Ἰουδαία, καὶ
6 πάντα τὰ περίχωρα τοῦ Ἰορδάνου· καὶ
ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ' αὐτοῦ,
ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

7 Ἰδὼν δὲ πολλοὺς ἐκ τῶν Φαρισαίων
καὶ Σαδδουκαίων ἐρχομένους εἰς τὸ
βάπτισμα αὐτοῦ, εἶπε πρὸς αὐτοὺς,
Γεννήματα ἐχιδνῶν, τίς ἔδειξεν εἰς
ἐσᾶς νὰ φύγητε ἀπὸ τῆς μελλούσης
8 ὀργῆς; Κάμετε λοιπὸν καρποὺς ἀξίους
9 τῆς μετανοίας· καὶ μὴ φαντασθῆτε νὰ
λέγητε καθ' ἑαυτοὺς, Πατέρα ἔχομεν
τὸν Ἀβραάμ· διότι σᾶς λέγω, ὅτι
δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων
νὰ ἀναστήσῃ τέκνα εἰς τὸν Ἀβραάμ.
10 Ἤδη δὲ καὶ ἡ ἀξίνη κεῖται πρὸς τὴν
ῥίζαν τῶν δένδρων· πᾶν λοιπὸν δένδρον μὴ κάμνον καρπὸν καλὸν, ἐκκόπτεται,
11 καὶ εἰς πῦρ βάλλεται. Ἐγὼ
μὲν σᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος εἶναι ἰσχυρότερός μου, τοῦ ὁποίου δὲν
εἶμαι ἄξιος νὰ βαστάσω τὰ ὑποδήματα· αὐτὸς θέλει σᾶς βαπτίσει ἐν Πνεύματι
12 Ἁγίῳ καὶ πυρί. Ὅστις κρατεῖ τὸ
πτυάριον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ θέλει
διακαθαρίσει τὸ ἁλώνιον αὐτοῦ, καὶ
θέλει συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν
ἀποθήκην· τὸ δὲ ἄχυρον θέλει κατακαύσει ἐν πυρὶ ἀσβέστῳ.

13 Τότε ἔρχεται ὁ Ἰησοῦς ἀπὸ τῆς
Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν
Ἰωάννην, διὰ νὰ βαπτισθῇ ὑπ' αὐτοῦ.
14 Ὁ δὲ Ἰωάννης ἐκώλυεν αὐτὸν, λέγων,
Ἐγὼ χρείαν ἔχω νὰ βαπτισθῶ ὑπὸ
15 σοῦ, καὶ σὺ ἔρχεσαι πρὸς ἐμέ; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτὸν,
Ἄφες τώρα· διότι οὕτως εἶναι πρέπον
εἰς ἡμᾶς νὰ ἐκπληρώσωμεν πᾶσαν
δικαιοσύνην. Τότε ἀφίνει αὐτόν.
16 Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ, ἠνοί-

σαλ̈ίμι, εδέ γ̇ίθε̱ Jȣδέα, εδέ γ̇ίθ'
6 άνε̱τε̱ ϰ̇άρκ Jορδάνιτ: εδέ παγε̱ζόνεσ̈ινε̱
νdε̱ Jορδάν νγα αΰ, τȣκε
ρ̇ε̱φύερε̱ φάjετ' ε τύρε.
7 Εδέ κȣρ πᾶ σε πο ϐίν̇ε̱νε̱ σ̈ȣμε̱
ϐέτε̱ νγα Φαρισέjτ' ε νγα Σαδδȣϰ̇έjτε̱
μbε̱ παγε̱ζίμτ τε̱ τί, ȣ θά
ατύρε, Κε̱λ̈ύσ̈ νεπέ̱ρκασ̈; τσίλ̈ι ȣ
dε̱φτέȣ jȣ́ϐε τε̱ ίκνι νγα ζεμε̱ρίμι
8 ϰ̇ε̱ ϐιέν; Βέ̱νι πρᾶ πέμε̱ τε̱ ϐε̱jέτȣρα
9 πε̱ρ πενdίμ. Εδέ μος ȣ dȣ́κετε̱ τε̱
θόνι με ϐέτε̱χ̇ενε̱ τȣαϊ, σε 'Ατε̱
κέμι Αϐραάμνε̱: σεπσέ πο ȣ θέμ
jȣ́ϐε, σε Περε̱νdία μȣντ τε̱ νγρέρε̱
10 dιέλ̇μ Αϐραάμιτ νγα κε̱τά γȣ́ρε̱. Ε
νdασ̈τί εδέ σοπάτα ρ̇ί πε̱ρμbί ρ̇έ̱ζε̱τ
τε̱ dρȣ̃ϐετ: τσ̈ dό dρȣ̃ πρᾶ ϰ̇ε̱ σ'bέ̱ν
πέμε̱ τε̱ μίρε̱ πρίτετε̱, εδέ χ̇ίδετε̱
11 νdε̱ ζιάρ̇. Ȣ́ν' ȣ παγε̱ζόν̇ jȣ́ϐε με
ȣ́jε̱ πε̱ρ πενdίμ: πό αΰ ϰ̇ε̱ ϐιέν πας
μέjε έ̱σ̈τε̱ μέ̱ ι φόρτε̱ σε ȣ́νε̱, τε̱
τσίλ̈ιτ νȣκε̱ jάμ ι ζότι τ' ι μbᾶν̇
κε̱πȣ́τσε̱τε̱: αΰ dοτ' ȣ παγε̱ζόν̇ε̱ jȣ́ϐε
με Φρύμε̱ τε̱ Σ̈ε̱ν̇τε̱ρȣ́αρ' ε με ζιάρ̇.
12 Αΰ κᾶ λ̈οπάτε̱νε̱ νdε̱ dόρε̱ τε̱ τί,
εδέ dοτε̱ ϰ̇ε̱ρόν̇ε̱ λ̇έ̱με̱ν' ε τί, εδέ
dοτε̱ μbε̱λ̇έδε̱ γρȣ̃ριν' ε τί νdε̱ γρȣνᾶρτ,
πό κάσ̈τε̱νε̱ dοτα dιέγε̱ με
ζιάρ̇ τε̱ πασ̈ȣ́αρε̱.
13 Ατε̱χ̇έρε Jισȣ̃ϊ ϐιέν νγα Γαλ̈ιλ̇έα
νdε̱ Jορδάν τε Jοάννι, ϰ̇ε̱ τε̱ παγε̱ζόνετε̱
14 νγα αΰ. Πό Jοάννι ε νdαλ̈όν
ατέ̱, τȣκε θέ̱νε̱, Ȣ́νε̱ κάμ νεϐόjε̱ τε̱
παγε̱ζόνεμ πρέϊ τέjε, ε τί ϐιέν τεκ
15 ȣ́νε̱; Εδέ Jισȣ̃ϊ ȣπε̱ργ̇έϰ̇ ε ι θά, Λ̇έ
νdασ̈τί: σεπσέ κε̱σ̈τȣ να γ̇ᾶν νέϐε
τε̱ μbȣ́σ̈με̱ τσ̈' dό dρεϊτε̱ρῖ. Ατε̱χ̇έρε
ε λ̈ε̱ ατέ̱.
16 Εδέ Jισȣ̃ϊ σι ȣπαγε̱ζȣ́α πε̱ρν̇ε̱χ̇έρε̱
dόλι νγα ȣ́jετε̱: εδέ jά τεκ ȣχ̇άπνε̱

χθησαν εἰς αὐτὸν οἱ οὐρανοί, καὶ εἶδε
τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς
περιστερὰν, καὶ ἐρχόμενον ἐπ' αὐτόν.
17 Καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα,
Οὗτος εἶναι ὁ Υἱός μου ὁ ἀγαπητὸς,
εἰς τὸν ὁποῖον εὐηρεστήθην.

Κεφ. δ'.

1 ΤΟΤΕ ὁ Ἰησοῦς ἐφέρθη ὑπὸ τοῦ Πνεύματος
εἰς τὴν ἔρημον, διὰ νὰ πειρασθῇ
2 ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας
τεσσαράκοντα, καὶ νύκτας τεσσαράκοντα,
3 ὕστερον ἐπείνασε. Καὶ ἐλθὼν
πρὸς αὐτὸν ὁ πειράζων, εἶπεν,
Ἐὰν ἦσαι Υἱὸς τοῦ Θεοῦ, εἰπὲ νὰ γείνωσιν
4 ἄρτοι οἱ λίθοι οὗτοι. Ὁ δὲ ἀποκριθεὶς
εἶπεν, Εἶναι γεγραμμένον, Μὲ
ἄρτον μόνον δὲν θέλει ζήσει ὁ ἄνθρωπος,
ἀλλὰ μὲ πάντα λόγον ἐξερχόμενον
5 διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει
αὐτὸν ὁ διάβολος εἰς τὴν
ἁγίαν πόλιν, καὶ στήνει αὐτὸν ἐπὶ
6 τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ λέγει πρὸς
αὐτὸν, Ἐὰν ἦσαι Υἱὸς τοῦ Θεοῦ, ῥίψον
σεαυτὸν κάτω· διότι εἶναι γεγραμμένον,
Ὅτι θέλει προστάξει εἰς τοὺς
ἀγγέλους αὐτοῦ περὶ σοῦ, καὶ Θέλουσι
σὲ σηκώσει ἐπὶ τῶν χειρῶν
αὐτῶν, διὰ νὰ μὴ προσκόψῃς πρὸς λίθον
7 τὸν πόδα σου. Εἶπε πρὸς αὐτὸν
ὁ Ἰησοῦς, Πάλιν εἶναι γεγραμμένον,
Δὲν θέλεις πειράσει Κύριον τὸν Θεόν
8 σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ
διάβολος εἰς ὄρος πολὺ ὑψηλὸν, καὶ
δεικνύει εἰς αὐτὸν πάντα τὰ βασίλεια
9 τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, καὶ
λέγει πρὸς αὐτὸν, Ταῦτα πάντα θέλω
σοὶ δώσει, ἐὰν πεσὼν προσκυνήσῃς με.
10 Τότε ὁ Ἰησοῦς λέγει πρὸς αὐτὸν Ὕπαγε,
Σατανᾶ· διότι εἶναι γεγραμμένον,
Κύριον τὸν Θεόν σου θέλεις
προσκυνήσει, καὶ αὐτὸν μόνον θέλεις

κ̇ιέjετε̰, εδέ πᾶ Φρύμε̰ν' ε Περε̰νdίσε̰
τ8κε σƃρίτ8ρε̰ ποσί πε̰λ8́μπ, ε τ8κε
17 άρδ8ρε̰ μƃι ατέ̰. Εδέ jά τεχ 8dε̰γ̇8́α
ν̇έ̰ ζε̰̈ νγα κ̇ιέjετε̰, κ̇ε̰ θόσ̈τε, Κύϊ
έ̰σ̈τε̰ Βίρι ίμ ι dάσ̈8ρι, κ̇ε̰ ε κάμ
πε̰λ̇κ̇ύερε̰.

Κρε̰ϊ 4.

1 Ατε̰χ̇έρε Jισ8̃ϊ 8πρ8 νdε̰ σ̈κρετε̰τίρε̰τ
νγα Φρύμα, κ̇ε̰ τε̰ νγ̇ίτετε̰ πρέϊ
2 dιᾶλιτ. Εδέ σι αγ̇ε̰ρο̃ϊ dυζέτ dίτ ε
3 dυζέτ νέτ, παστάϊ ι έρδι 8ρί. Εδέ
αύ κ̇ε̰ νγέτ έρδι τεχ αύ ε θά, Νdε̰
jε̰̈ ι ƃῖρ'ι Περε̰νdίσε̰, θ8́αϊ τε̰ ƃέ̰νενε̰
4 ƃ8́κε̰ κε̰τά γ8ρε̰. Πό αύ 8πε̰ργ̇έκ̇ ε
θά, 'Ε̰'σ̈τε̰ σ̈κρ8́αρε̰, σε Ν̇ερί8 ν8κε̰
ρ̇όν με ƃ8κε̰ ϐέτε̰με̰, πό με τσ̈' dό
φάρε̰ φιάλ̇ε κ̇ε̰ dέλ̇ νγα γόj' ε
5 Περε̰νdίσε̰. Ατε̰χ̇έρε dιᾶλι ε μέρ
με ϐέτε̰χ̇ε νdε̰ κ̇υτέτ τε̰ σ̈ε̰ν̇τε̰ρ8́αρε̰,
εδέ ε ϐ8́ρι πε̰ρμƃί φλ̇έτε̰ζε̰τ τε̰ χ̇ιερόρεσε̰,
6 εδέ ι θότ' ατῖ, Νdε̰ jε̰̈ ι
ƃῖρ' ι Περε̰νdίσε̰, χ̇ίδ8 πόσ̈τε̰: σεπσέ
έ̰σ̈τε̰ σ̈κρ8́αρε̰, Σε dοτ' 8ρδε̰ρόν̇ε̰
έ̰νγ̇ε̰jτ' ε τί πε̰ρ τῦϊ, εδέ Dοτε̰
νγρένε̰ τῦϊ μƃί d8́αρτ, κ̇ε̰ τε̰ μος
πε̰ρπιέκτσ̈ κέ̰μƃε̰νε̰ τέ̰νdε μƃε̰ γ8ρ.
7 Jισ8̃ϊ ι θά ατῖ, Πε̰ρσε̰ρῖ έ̰σ̈τε̰ σ̈κρ8́αρε̰,
Τε̰ μος νγάτσ̈ Ζότινε̰ Περε̰νdίνε̰
8 τέ̰ντ. Πε̰ρσε̰ρῖ dιᾶλι ε μέρ με̰
ϐέτε̰χ̇ε μƃε̰ ν̇ε̰ μάλ̇ σ̈8́με̰ τε̰ λ̇άρτε̰,
ε ι dε̰φτέ8 γ̇ίθε̰ μƃε̰ρετε̰ρῖτ' ε ƃότε̰σ'
9 εδέ λ̇αϐdῖν' ε ατύρε. ε ι θότε̰, Τε̰
γ̇ίθα κε̰τό dότε̰ τ'ι άπ τῦϊ, νdε̰
10 ρέ̰ντσ̈ τε̰ με̰ φάλ̇ετσ̈. Ατε̰χ̇έρ̇ε
Jισ8̃ϊ ι θότ' ατῖ, Ι'κ, Σατανᾶ:
σεπσέ έ̰σ̈τε̰ σ̈κρ8́αρε̰, Ζότιτ Περε̰νdίσε̰
τέ̰ντ dοτ' ι φάλ̇ετσ̈, εδέ

11 λατρεύσει. Τότε ἀφίνει αὐτὸν ὁ διάϐολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ ὑπηρέτουν αὐτόν.

12 Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι ὁ Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν
13 Γαλιλαίαν. Καὶ ἀφήσας τὴν Ναζαρὲτ, ἦλθε καὶ κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν τοῖς ὁρίοις Ζαϐουλὼν
14 καὶ Νεφθαλείμ· διὰ νὰ πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος,
15 Γῆ Ζαϐουλὼν καὶ γῆ Νεφθαλείμ, κατὰ τὴν ὁδὸν τῆς θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν·
16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ εἰς τοὺς καθημένους ἐν τόπῳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν εἰς αὐτούς.

17 Ἀπὸ τότε ἤρχισεν ὁ Ἰησοῦς νὰ κηρύττῃ καὶ νὰ λέγῃ, Μετανοεῖτε· διότι ἐπλησίασεν ἡ βασιλεία τῶν οὐρανῶν.

18 Περιπατῶν δὲ ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, ῥίπτοντας δίκτυον εἰς τὴν θάλασσαν·
19 διότι ἦσαν ἁλιεῖς. Καὶ λέγει πρὸς αὐτούς, Ἔλθετε ὀπίσω μου, καὶ
20 θέλω σᾶς κάμει ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ ἀφήσαντες εὐθὺς τὰ δίκτυα, ἠκολούθησαν
21 αὐτόν. Καὶ προχωρήσας ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωϐον τὸν τοῦ Ζεϐεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεϐεδαίου τοῦ πατρὸς αὐτῶν, ἐπισκευάζοντας τὰ δίκτυα αὐτῶν, καὶ
22 ἐκάλεσεν αὐτούς. Οἱ δέ, ἀφήσαντες εὐθὺς τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτόν.

23 Καὶ περιήρχετο ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύττων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων

11 ϐέτε̤μ' ατῖ dοτ' ι λ̇ȣ́τετσ̈. Ἀτε̤χ̇έρε dιᾶλι ε λ̇ε̤ ατέ̤: εδέ jά έ̤νγ̇ε̤jτε̤ τεκ έρδε̤ πε̤ράνε̤ ε ι σ̈ε̤ρbένινε̤.

12 Εδέ Jισȣ̃ϊ κȣρ dε̤γ̇ο̃ϊ σε Jοάννι ȣδά νdε̤ρ dȣ́αρ, ίκȣ νdε̤ Γαλ̇ιλ̇έτ.
13 Εδέ σι λ̇ά Ναζαρέτινε̤, έρδι ε νdέν̇ι νdε̤ Καπερναȣ́μ κ̇ε̤ έ̤σ̈τε̤ πε̤ράνε̤ dε̃τιτ, νdε̤ σινόρετ τε̤ Ζαϐȣλόνιτ
14 εδέ τε̤ Νεφθαλ̇ίμιτ: κ̇ε̤ τε̤ μbȣ́σ̈ετε̤ τσ̈' έ̤σ̈τε̤ θέ̤νε̤ νγα προφίτι Ισαί κ̇ε̤
15 θότε̤, Δε̃ȣ Ζαϐȣλόν εδέ δε̃ȣ Νεφθαλ̇ίμ, μb' ȣ́δε̤ τε̤ dε̃τιτ πε̤ρτέj Jορδάνιτ,
16 Γαλ̇ιλ̇έα ε κόμbεϐετ: λαȣ́ζι κ̇ε̤ ρ̇ίντε νd' ερ̇ε̤σίρε̤, πᾶ dρίτε̤ τε̤ μάδε, εδέ μb' ατά κ̇ε̤ ρ̇ίνινε̤ νdε̤ ϐε̤ντ ε νdε̤ χ̇ίjε τε̤ ϐdέκε̤jεσε̤ λ̇ίνdι dρίτε̤.

17 Κ̇ε̤ ατε̤χ̇έρε Jισȣ̃ϊ ζȣρι τε̤ λ̇ετσ̈ίσε̤ ε τε̤ θότε̤, Πενdόχ̇ι: σεπσέ ȣαφε̤ρȣ́α μbε̤ρετε̤ρῖ' ε κ̇ιέjεϐετ.

18 Εδέ Jισȣ̃ϊ τεκ έτσε̤τε πε̤ράνε̤ dε̃τιτ Γαλ̇ιλ̇έσε̤, πᾶ dύ ϐε̤λέζε̤ρ, Σιμόνε̤ κ̇ε̤ θȣ́χ̇εῖ Πιέτρε̤, εδέ Ανδρένε̤ τε̤ ϐε̤λᾶν' ε ατῖ, τȣκε χ̇έδȣρε̤ ρ̇ιέτε̤ νdε̤
19 dε̃τ: σεπσέ ίσ̈ινε̤ πεσ̈κατάρε̤. Εδέ ȣ θότ' ατύρε, Ἐjανι πράπα μέjε, εδέ dοτ' ȣ bέ̤ν̇ jȣ́ϐε πεσ̈κατάρε̤ ν̇έρε̤ζισ̈.
20 Εδέ ατά πε̤ρν̇ε̤χ̇έρε̤ λ̇άνε̤ ρ̇ιέτατε̤, ε
21 ϐάνε̤ πας ατῖ. Εδέ σι ϐάτε με̤ τέj, πᾶ dύ ϐε̤λέζε̤ρ τε̤ τιέρε̤, Jακόϐινε̤ τε̤ bῖρν' ε Ζεϐεδέȣτ, εδέ Jοάννινε̤ τε̤ ϐε̤λᾶν' ε ατῖ, νdε̤ λ̇ȣ́νdρε̤τ bάσ̈κε̤ με Ζεϐεδένε̤ τ'ᾶν' ε τύρε, τȣκε νdρέκ̇ȣρε̤ ρ̇ιέτατ' ε τύρε, εδέ ι θίρ̇ι ατά.
22 Εδέ ατά πε̤ρν̇ε̤χ̇έρε̤ λ̇άνε̤ λ̇ȣ́νdρε̤ν' εδέ τ'ᾶν' ε τύρε, εδέ ϐάνε̤ πάς ατῖ.

23 Εδέ Jισȣ̃ϊ ϐίντε πε̤ρκ̇άρκ γ̇ίθε̤ Γαλ̇ιλ̇έσε̤, τȣκε με̤σȣ́αρε̤ νdε̤πε̤ρ σιναγογ̇ῖτ τ'ατύρε, εδέ τȣκε λ̇ετσ̈ίτȣρ' ȣνγ̇ῖλιν' ε μbε̤ρετε̤ρίσε̤, εδέ τȣκε

πᾶσαν νόσον καὶ πᾶσαν ἀσθένειαν με-
24 ταξὺ τοῦ λαοῦ. Καὶ διῆλθεν ἡ φήμη
αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ ἔφε-
ρον πρὸς αὐτὸν πάντας τοὺς κακῶς
ἔχοντας, ὑπὸ διαφόρων νοσημάτων καὶ
βασάνων συνεχομένους, καὶ δαιμονιζο-
μένους, καὶ σεληνιαζομένους, καὶ πα-
ραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς.
25 Καὶ ἠκολούθησαν αὐτὸν ὄχλοι πολλοὶ
ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως
καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας, καὶ
ἀπὸ πέραν τοῦ Ἰορδάνου.

Κεφ. έ.—ζ'.

1 ἸΔΩΝ δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ
ὄρος, καὶ ἀφοῦ ἐκάθισε, προσῆλθον
2 πρὸς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. Καὶ
ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν
αὐτούς, λέγων,

3 Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι·
διότι αὐτῶν εἶναι ἡ βασιλεία τῶν
4 οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες· διό-
5 τι αὐτοὶ θέλουσι παρηγορηθῆ. Μακάριοι
οἱ πραεῖς· διότι αὐτοὶ θέλουσι κληρο-
6 νομήσει τὴν γῆν. Μακάριοι οἱ πεινῶν-
τες καὶ διψῶντες τὴν δικαιοσύνην·
7 διότι αὐτοὶ θέλουσι χορτασθῆ. Μακά-
ριοι οἱ ἐλεήμονες· διότι αὐτοὶ θέλου-
8 σιν ἐλεηθῆ. Μακάριοι οἱ καθαροὶ τὴν
καρδίαν· διότι αὐτοὶ θέλουσιν ἰδεῖ τὸν
9 Θεόν. Μακάριοι οἱ εἰρηνοποιοί· διότι
αὐτοὶ θέλουσιν ὀνομασθῆ υἱοὶ Θεοῦ.

10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαι-
οσύνης· διότι αὐτῶν εἶναι ἡ βασιλεία
11 τῶν οὐρανῶν. Μακάριοι εἶσθε, ὅταν σᾶς
ὀνειδίσωσι καὶ διώξωσι, καὶ εἴπωσιν
ἐναντίον σας πάντα κακὸν λόγον ψευ-

σ̈ε̱ρȣ́αρε̱ τσ̈ dó σε̱μȣ́νdε̱ ε τσ̈' dó
24 λ̈ε̱νγάτε̱ νdε̱ρ λαȣ́στ. Εδέ ι ϐάτε
ζ̇έ̱ρι ατί̂ νdε̱πε̱ρ γ̇ίθε̱ Συρίνε̱, εδέ ƃί-
νινε̱ τεκ αύ̇ γ̇ίθ' ατά κ̇ε̱ κίσ̈ινε̱
κέκ̇, πε̱ρμƃάjτȣρε̱ πρέϊ τσ̈' dó φάρε̱
σε̱μȣνdασ̈ ε μȣνdίμεσ̈, εδέ τε̱ dια-
λόσȣρε̱, ε τε̱ ζ̇έ̱νε̱ νγα λ̈ε̱νγάτ' ε
χ̇έ̱νε̱σε̱, ε ȣλ̈όγε̱: εδέ ι σ̈ε̱ρȫι ατά.
25 Εδέ ι ϐάνε̱ πας σ̈ȣμε̱ γ̇έ̱νdε̱jε νγα
Γαλ̈ιλ̈έα ε νγα Δεκαπόλ̈ι ε νγα Jε-
ρȣσαλ̈ίμι ε νγα Jȣδέα, εδέ κε̱ πε̱ρτέj
Jορδάνιτ.

Κρε̃ϊ 5—7.

1 Εδέ αύ̇ κȣρ πᾶ γ̇έ̱νdε̱jενε̱, χ̇ίπι
νdε̱ μάλ̈τ, εδέ σι νdέν̇ι, ι έρθνε̱
2 πε̱ράνε̱ νdσέ̱νε̱σιτ' ε ατί̂. Εδέ ατε̱χ̇έρε
χ̇άπι γόjε̱ν' ε τι̂, ε ι με̱σόντε, τȣκε
θέ̱νε̱.

3 Λ̇ȣ́μ ατά κ̇ε̱ jάνε̱ τε̱ ϐοƃέκε̱τε̱
νdε̱ σ̈πίρτ: σεπσέ ε ατύρε έ̱σ̈τε̱
4 μƃε̱ρετε̱ρί' ε κ̇ιέjεϐετ. Λ̇ȣμ ατά κ̇ε̱
ƃέ̱ν̇ε̱νε̱ ϐάjε̱: σεπσέ ατά dοτε̱ νγȣ-
5 σ̈ȣλόνενε̱. Λ̇ȣ́μ ατά κ̇ε̱ jάνε̱ τε̱
ƃȣ́τε̱: σεπσέ ατά dοτε̱ τρασ̈ε̱γόν̇ε̱νε̱
6 δέ̱νε̱. Λ̇ȣ́μ ατά κ̇ε̱ κάνε̱ ȣρί̂ ε έτ
πε̱ρ dρεϊτε̱ρίνε̱: σεπσέ ατά dοτε̱ νγί-
7 ν̇ενε̱. Λ̇ȣ́μ ατά κ̇ε̱ jάνε̱ τε̱ πε̱ρdε̱-
λύερσ̈ιμ: σεπσέ ατά dοτε̱ πε̱ρdε̱λέ-
8 νενε̱. Λ̇ȣ́μ ατά κ̇ε̱ κάνε̱ ζέμε̱ρε̱ τε̱
κ̇ε̱ρȣ́αρε̱: σεπσέ ατά dοτε̱ σ̈όχ̇ε̱νε̱
9 Περε̱νdίνε̱. Λ̇ȣ́μ ατά κ̇ε̱ ƃέ̱ν̇ε̱νε̱ πακ̇τίμ:
σεπσέ ατά dοτε̱ κ̇jȣ́χ̇ενε̱ ƃίj Περε̱ν-
10 dίε. Λ̇ȣ́μ ατά κ̇ε̱ νdίκ̇ενε̱ πε̱ρ πȣνε̱
dρεϊτε̱ρίε: σεπσέ ε ατύρεϐε έ̱σ̈τε̱
11 μƃε̱ρετε̱ρί' ε κ̇ιέjεϐετ. Τε̱ λ̈ȣ́μȣρε̱
jένι jȣ́, κȣρ τ' ȣ σ̈πε̱ρνdερόν̇ε̱ν' ε
τ'ȣ νdιέκε̱νε̱, ε τε̱ θόνε̱ κȣ́νdρε̱ jȣ́ϐε
τσ̈' dό φάρε̱ φιάλ̈ε τε̱ κέκ̇ε με τε̱

12 δόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε,
διότι ὁ μισθός σας εἶναι πολὺς
ἐν τοῖς οὐρανοῖς· ἐπειδὴ οὕτως ἐδίωξαν
τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.

13 Σεῖς εἶσθε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ
τὸ ἅλας διαφθαρῇ, μὲ τί θέλει ἁλατισθῇ;
εἰς οὐδὲν πλέον χρησιμεύει,
εἰμὴ νὰ ῥιφθῇ ἔξω, καὶ νὰ καταπατῆται
14 ὑπὸ τῶν ἀνθρώπων. Σεῖς εἶσθε
τὸ φῶς τοῦ κόσμου. Πόλις κειμένη
ἐπάνω ὄρους δὲν δύναται νὰ κρυφθῇ.
15 Οὐδὲ ἀνάπτουσι λύχνον καὶ θέτουσιν
αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὸν
λυχνοστάτην, καὶ φέγγει εἰς πάντας
16 τοὺς ἐν τῇ οἰκίᾳ. Οὕτως ἂς λάμψῃ
τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,
διὰ νὰ ἴδωσι τὰ καλά σας ἔργα, καὶ
δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς
οὐρανοῖς.

17 Μὴ νομίσητε ὅτι ἦλθον νὰ καταλύσω
τὸν νόμον ἢ τοὺς προφήτας·
δὲν ἦλθον νὰ καταλύσω, ἀλλὰ νὰ
18 ἐκπληρώσω. Διότι ἀληθῶς σᾶς λέγω,
ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ,
ἰῶτα ἕν, ἢ μία κεραία δὲν θέλει παρέλθει
ἀπὸ τοῦ νόμου, ἑωσοῦ ἐκπληρωθῶσι
19 πάντα. Ὅστις λοιπὸν ἀθετήσῃ
μίαν τῶν ἐντολῶν τούτων τῶν
ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς
ἀνθρώπους, ἐλάχιστος θέλει ὀνομασθῇ
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὅστις
δὲ ἐκτελέσῃ καὶ διδάξῃ, οὗτος μέγας
θέλει ὀνομασθῇ ἐν τῇ βασιλείᾳ τῶν
20 οὐρανῶν. Ἐπειδὴ σᾶς λέγω, ὅτι, ἐὰν
μὴ περισσεύσῃ ἡ δικαιοσύνη σας
πλειότερον τῆς τῶν γραμματέων καὶ
Φαρισαίων, δὲν θέλετε εἰσέλθει εἰς
τὴν βασιλείαν τῶν οὐρανῶν.

21 Ἠκούσατε ὅτι ἐῤῥέθη εἰς τοὺς ἀρχαίους,
Μὴ φονεύσῃς· ὅστις δὲ φονεύσῃ,
θέλει εἶσθαι ἔνοχος εἰς τὴν
22 κρίσιν. Ἐγὼ ὅμως σᾶς λέγω, ὅτι

12 ῥέμε περ πȣ́νε̱ τίμε. Γε̱ζόχ̇ι ε γασμόχι,
σεπσέ πάγα jȣ́αϊ έ̱σ̈τε̱ σ̈ȣ́με̱
νdε̱ κ̇ιέ̱jετ: σεπσέ κε̱σ̈τȣ νdόκ̇νε̱
εδέ προφίτε̱ριτε̱ κ̇ε̱ κ̇ένε̱ πε̱ρπάρα jȣ́σ̈.
13 Jȣ́ jένι κρύπ' ε δε̱̆ȣτ: πό νdε̱
ȣπρίσ̈τε̱ κρύπα, με σέ dοτε̱ κρύπετε̱;
ας πε̱ρ φάρε̱ γ̇ε̱̆jε σ' ϐε̱jέν με̱̆, πε̱ρϐέτσ̈
τε̱ χ̇ίδετε̱ jάσ̈τε̱, εδέ τε̱ σ̈κέλ̇ετε̱
14 νγα ν̇έρε̱ζιτε̱. Jȣ́ jένι dρίτ' ε
bότε̱σε̱. Ν̇έ̱ κ̇υτέτ κ̇ε̱ έ̱σ̈τε̱ μbι μαλ̇
15 νȣκε̱ μȣ́ντ τε̱ φσ̈ίχ̇ετε̱. Ας νȣκε̱ νdέσν̇ε̱νε̱
κανdίλ̇ινε̱, εδέ ε ϐέ̱νε̱ ατέ̱ νdε̱νε̱
σ̈ινίκτ, πό ε ϐέ̱νε̱ μbι κανdιλ̇ε̱̆ρτ,
εδέ νdρίτ μbε̱ γ̇ίθ' ατά κ̇ε̱ jάνε̱ νdε̱
16 σ̈τε̱πίτ. Κε̱σ̈τȣ λ̇ετε̱ νdρίτν̇ε̱ dρίτα
jȣ́αϊ πε̱ρπάρα ν̇έρε̱ζετ, κ̇ε̱ τε̱ σ̈όχ̇ε̱νε̱
πȣ́νε̱τε̱ τȣ́αjα τε̱ μίρατε̱, ε τε̱ λ̇αϐdȣρόν̇ε̱ν'
Ἀτινε̱ τȣ́αϊ κ̇ε̱ έ̱σ̈τε̱ νdε̱ κ̇ιέ̱jετ.
17 Μος κȣjτόνι σε έρδα τε̱ πρίσ̈
νόμνε̱ α προφίτε̱ριτε̱: νȣκ' έρδα τε̱
18 πρίσ̈, πό τε̱ μbȣ́σ̈. Σεπσέ με τε̱
ϐε̱ρτέτε̱ πο ȣ θέμ jȣ́ϐε, γ̇ερσᾶ τε̱
σ̈κόν̇ε̱ κ̇ιέλι εδέ δε̱̆ȣ, ν̇ε̱̆ ιότε̱ α ν̇ε̱̆
πίκ̇ε̱ νȣκε̱ dοτε̱ σ̈κόν̇ε̱ νγα νόμι,
19 γ̇ερσᾶ τε̱ bέ̱νενε̱ τε̱ γ̇ίθα. Αΰ πρᾶ
κ̇ε̱ τε̱ σγ̇ίθν̇ε̱ ν̇ε̱̆ νγα κε̱τό ποροσῖτ' ε
ϐόγε̱λ̇α, εδέ τε̱ με̱σόν̇ε̱ κε̱σ̈τȣ ν̇έρε̱ζιτε̱,
ι ϐόγε̱λ̇ε̱ dοτε̱ κ̇jȣ́χετε̱ νdε̱
μbε̱ρετε̱ρῖτ τε̱ κ̇ιέ̱jεϐετ: πό αΰ κ̇ε̱ τε̱
bέ̱ν̇ε̱ ε̱ τε̱ με̱σόν̇ε̱, κύϊ dοτε̱ κ̇jȣ́χ̇ετ'
ι μάθ νdε̱ μbε̱ρετε̱ρῖτ τε̱ κ̇ιέjεϐετ.
20 Σεπσέ πο ȣ θέμ jȣ́ϐε, σε νdε̱
μος τεπε̱ρόφτε̱ dρεϊτε̱ρία jȣ́αϊ με̱̆
τέπε̱ρε̱ σε σ̈κρόν̇ε̱σε̱ϐετ ε Φαρισέϐετ,
νȣκε̱ dοτε̱ χ̇ῦνι νdε̱ μbε̱ρετε̱ρῖτ τε̱
κ̇ιέ̱jεϐετ.

21 Dε̱γ̇ȣ́ατε̱ σε ȣ έ̱σ̈τε̱ θέ̱νε̱ τε̱
μότσ̈ιμε̱ϐετ, Μος ϐράτσ̈: εδέ αΰ
κ̇ε̱ τε̱ ϐράσε̱, dοτε̱ jέτε̱ φαjτȣ́αρ
22 νdε̱ γ̇ῦκ̇τ. Πό ȣ́νε̱ πο ȣ θέμ jȣ́ϐε,

πᾶς ὁ ὀργιζόμενος ἀναιτίως κατὰ τοῦ
ἀδελφοῦ αὐτοῦ, θέλει εἶσθαι ἔνοχος
εἰς τὴν κρίσιν· καὶ ὅστις εἴπῃ πρὸς
τὸν ἀδελφὸν αὐτοῦ, Ῥακὰ, θέλει εἶσθαι
ἔνοχος εἰς τὸ συνέδριον· ὅστις δὲ
εἴπῃ, Μωρὲ, θέλει εἶσθαι ἔνοχος εἰς
23 τὴν γέενναν τοῦ πυρός. Ἐὰν λοιπὸν
προσφέρῃς τὸ δῶρόν σου εἰς τὸ θυσιαστήριον,
καὶ ἐκεῖ ἐνθυμηθῇς, ὅτι ὁ
24 ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες
ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου,
καὶ ὕπαγε, πρῶτον φιλιώθητι
μὲ τὸν ἀδελφόν σου, καὶ τότε
25 ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Εἰρήνευσον
μὲ τὸν ἀντίδικόν σου ταχέως,
ἐνόσῳ εἶσαι καθ' ὁδὸν μετ' αὐτοῦ·
μήποτε σὲ παραδώσῃ ὁ ἀντίδικος εἰς
τὸν κριτὴν, καὶ ὁ κριτὴς σὲ παραδώσῃ
εἰς τὸν ὑπηρέτην, καὶ ῥιφθῇς εἰς
26 φυλακήν. Ἀληθῶς σοὶ λέγω, Δὲν θέλεις
ἐξέλθει ἐκεῖθεν, ἑωσοῦ ἀποδώσῃς
τὸ ἔσχατον λεπτόν.

27 Ἠκούσατε ὅτι ἐῤῥέθη [εἰς τοὺς ἀρχαίους],
28 Μὴ μοιχεύσῃς. Ἐγὼ ὅμως
σᾶς λέγω, ὅτι πᾶς ὁ βλέπων γυναῖκα
διὰ νὰ ἐπιθυμήσῃ αὐτήν, ἤδη ἐμοίχευσεν
αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
29 Ἐὰν δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σὲ
σκανδαλίζῃ, ἔκβαλε αὐτὸν, καὶ ῥίψον
ἀπὸ σοῦ· διότι σὲ συμφέρει νὰ χαθῇ
ἓν τῶν μελῶν σου, καὶ νὰ μὴ ῥιφθῇ
ὅλον τὸ σῶμά σου εἰς τὴν γέενναν.

30 Καὶ ἐὰν ἡ δεξιά σου χεὶρ σὲ σκανδαλίζῃ,
ἔκκοψον αὐτὴν, καὶ ῥίψον ἀπὸ
σοῦ· διότι σὲ συμφέρει νὰ χαθῇ ἓν
τῶν μελῶν σου, καὶ νὰ μὴ ῥιφθῇ ὅλον
τὸ σῶμά σου εἰς τὴν γέενναν.

31 Ἐῤῥέθη πρὸς τούτοις, ὅτι ὅστις
χωρισθῇ τὴν γυναῖκα αὐτοῦ, ἂς δώσῃ

σε κȣσ̈dό κ̇ε̱ ζεμε̱ρόνετε̱ κότ με τε̱
ϐε̱λᾶν' ε τί, dοτε̱ jέτε̱ φαjτȣαρ νdε̱
γ̇ῦκ̇τ: εδέ αύ κ̇ε̱ τ' ι θότε̱ τε̱ ϐε̱λᾶτε̱,
Ρακά, dοτε̱ jέτε̱ φαjτȣαρ νdε̱
bασ̈κε̱νdένιετ: εδέ αύ κ̇ε̱ τ' ι θότε̱,
Ι μάρ̇ε̱, dοτε̱ jέτε̱ φαjτȣαρ πε̱ρ νdε̱
23 γ̇εχ̇ένε̱ τε̱ ζιάρ̇ιτ. Νdε̱ πρȣφτσ̈ πρᾶ
δȣρε̱τίνε̱ τέ̱νdε νdε̱ θερόρετ, εδέ ατιέ
κε̱jτόνε, σε υτ-ϐε̱λᾶ dίτσ̈' κᾶ κȣνdρε̱
24 τέjε, λ̇έ̱ρ' ατιέ δȣρε̱τίνε̱ τέ̱νdε πε̱ρπάρα
θερόρεσε̱, εδέ σ̈κό ε πακ̇τόνȣ με̱
πε̱ρπάρα μέ τε̱τ-ϐε̱λᾶ, εδέ ατε̱χ̇έρε σι
25 τε̱ ϐίν̇τσ̈ bιέρε̱ δȣρε̱τίνε̱ τέ̱νdε. Νdρέκ̇ȣ
σ̈πέϊτ με κȣνdρε̱-γ̇ύκ̇ε̱σινε̱ τέ̱ντ, γ̇ερ
σᾶ τε̱ jέσ̈ μb' ȣδε̱ bάσ̈κε̱ με ατέ̱:
σε κȣνdρε̱-γ̇ύκ̇ε̱σι μος τ' άπε̱ νdονέ̱χ̇έρε̱
ν' dόρε̱ τε̱ γ̇υκ̇τᾶριτ, εδέ γ̇υκ̇τᾶρι
τε̱ έπ ν'dόρε̱ τε̱ σ̈ε̱ρbε̱τόριτ,
26 ε dοτε̱ χ̇ίδετσ̈ νdε̱ bȣρκ. Με τε̱
ϐε̱ρτέτε̱ πο τε̱ θέμ τῦϊ, Νȣκε̱ dοτε̱
dάλ̇τσ̈ ανdε̱j, γ̇ερσᾶ τε̱ παγȣαν̇τσ̈
άσπρε̱ν' ε φȣντσ̈ιμε.
27 Dε̱γ̇ȣατε̱ σε ȣ έ̱σ̈τε θέ̱νε̱ [τε̱ μότσ̈ιμε̱ϐετ],
28 Μος κȣρbε̱ρόν̇τσ̈. Πό ȣνε̱
πο ȣ θέμ jȣϐε, σε κȣσ̈dό κ̇ε̱ ϐε̱ ρε̱
γρȣα με dε̱σ̈ε̱ρίμ, ε κᾶ κȣρbε̱ρȣαρ'
29 ατέ̱ νdε̱ ζέμε̱ρε̱ τε̱ τί. Εδέ νdε̱ τε̱σκανδαλ̇ίστε̱
σῦρι ύτ ι dιάθτι, νdσίρ-ε
ατέ̱ ε χ̇ίδε πρέϊ τέjε: σε̱πσέ έ̱σ̈τε̱
μίρε̱ πε̱ρ τῦϊ τε̱ χ̇ȣμbάσε̱ ν̇ε̱ νγα
τσόπατ' ε τρȣπιτ τέ̱ντ, εδέ τε̱ μος
χ̇ίδετε̱ γ̇ίθε̱ τρȣπι ύτ νdε̱ γ̇εχ̇ένε̱.
30 Εδέ νdε̱ τε̱σκανδαλ̇ίστε̱ dόρα jότε ε
dιάθτα, πρέjε ατέ̱, εδέ χ̇ίδε πρέϊ
τέjε: σεπσέ έ̱σ̈τε̱ με̱ μίρε̱ πε̱ρ τῦϊ
τε̱ χ̇ȣμbάσε̱ ν̇ε̱ νγα τσόπατ' ε τρȣπιτ
τέ̱ντ, εδέ τε̱ μος χ̇ίδετε̱ γ̇ίθε̱ τρȣπι
ύτ νdε̱ γ̇εχ̇ένε̱.
31 Εδέ έ̱σ̈τε̱ θέ̱νε̱, σε αύ κ̇ε̱ τε̱ λ̇ε̱σ̈όν̇ε̱
γρȣαν' ε τῖ, λ̇έτ' ι άπε̱ ασᾶϊ κάρτε̱ν'

32 εἰς αὐτὴν διαζύγιον. Ἐγὼ ὅμως σᾶς
λέγω, ὅτι ὅστις χωρισθῇ τὴν γυναῖκα
αὐτοῦ, παρεκτὸς λόγου πορνείας, κάμνει
αὐτὴν νὰ μοιχεύηται· καὶ ὅστις
λάβῃ γυναῖκα κεχωρισμένην, γίνεται
μοιχός.

33 Πάλιν ἠκούσατε ὅτι ἐῤῥέθη εἰς τοὺς
ἀρχαίους, Μὴ ἐπιορκήσῃς, ἀλλὰ ἐκπλήρωσον
εἰς τὸν Κύριον τοὺς ὅρκους
34 σου. Ἐγὼ ὅμως σᾶς λέγω, νὰ μὴ
ὀμόσητε μηδόλως· μήτε εἰς τὸν οὐρανὸν,
διότι εἶναι θρόνος τοῦ Θεοῦ·
35 μήτε εἰς τὴν γῆν, διότι εἶναι ὑποπόδιον
τῶν ποδῶν αὐτοῦ· μήτε εἰς τὰ
Ἱεροσόλυμα, διότι εἶναι πόλις τοῦ
36 μεγάλου βασιλέως· μήτε εἰς τὴν κεφαλήν
σου νὰ ὀμόσῃς, διότι δὲν δύνασαι
μίαν τρίχα νὰ κάμῃς λευκὴν ἢ
37 μέλαιναν. Ἀλλ' ἂς ἦναι ὁ λόγος σας,
Ναὶ, ναί· Οὒ, οὔ· τὸ δὲ πλειότερον
τούτων εἶναι ἐκ τοῦ πονηροῦ.

38 Ἠκούσατε ὅτι ἐῤῥέθη, Ὀφθαλμὸν
ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόν-
39 τος. Ἐγὼ ὅμως σᾶς λέγω, νὰ μὴ
ἀντισταθῆτε πρὸς τὸν πονηρόν· ἀλλ'
ὅστις σὲ ῥαπίσῃ εἰς τὴν δεξιάν σου
σιαγόνα, στρέψον εἰς αὐτὸν καὶ τὴν
40 ἄλλην· καὶ εἰς τὸν θέλοντα νὰ κριθῇ
μετὰ σοῦ, καὶ νὰ λάβῃ τὸν χιτῶνά
σου, ἄφες εἰς αὐτὸν καὶ τὸ ἱμάτιον·
41 καὶ ἂν σὲ ἀγγαρεύσῃ τις μίλιον
42 ἓν, ὕπαγε μετ' αὐτοῦ δύο. Εἰς τὸν
ζητοῦντα παρὰ σοῦ δίδε· καὶ τὸν θέλοντα
νὰ δανεισθῇ ἀπὸ σοῦ μὴ ἀποστραφῇς.

43 Ἠκούσατε ὅτι ἐῤῥέθη, Θέλεις ἀγαπᾷ
τὸν πλησίον σου, καὶ μισεῖ τὸν
44 ἐχθρόν σου. Ἐγὼ ὅμως σᾶς λέγω,
Ἀγαπᾶτε τοὺς ἐχθρούς σας, εὐλογεῖτε
ἐκείνους οἵτινες σᾶς καταρῶνται, εὐεργετεῖτε
ἐκείνους οἵτινες σᾶς μισοῦσι,
καὶ προσεύχεσθε ὑπὲρ ἐκείνων οἵτινες

32 ε νdάρε̱ϳεσε̱. Πό ȣ́νε̱ πο ȣ θέμ ϳȣ́ϐε,
σε αΰ κ̇ε̱ τε̱ λ̇ε̱σ̈όν̇ε̱ γρȣ́αν' ε τῖ, ϐέτσ̈
πε̱ρ φιάλ̇ε̱ κȣρϐε̱ρίε, ε bέ̱ν ατέ̱ τε̱
κȣρϐε̱ρόν̇ε̱: εδέ αΰ κ̇ε̱ τε̱ μάρ̇ε̱
γρȣ́α τε̱ νdάρε̱, κȣρϐε̱ρόν.

33 Πε̱ρσε̱ρῖ dε̱γ̇ȣ́ατε̱ σε ȣ έ̱σ̈τε̱ θέ̱νε̱
τε̱ μότσ̈ιμε̱ϐετ, Μος bέ̱ν̇τσ̈ bε̃ με
τε̱ ρ̇έμε, πό τ'άπτσ̈ πράπα Ζότιτ
34 bε̃τ' ε τȣ́α. Πό ȣ́νε̱ πο ȣ θέμ ϳȣ́ϐε,
τε̱ μος bέ̱νι bε̃ φάρε: ας πε̱ρ κ̇ιέλινε̱,
35 σεπσέ έ̱σ̈τε̱ θρόν' ι Περε̱νdίσε̱: ας
πε̱ρ δε̃νε̱, σεπσέ έ̱σ̈τε̱ ϐέ̱νdι κ̇ε̱ ϐέ̱
κέ̱μbε̱τ' ε τῖα: ας πε̱ρ Jερȣσαλ̇ίμν̇ε̱,
σεπσέ έ̱σ̈τε̱ κ̇υτέτ ι μbε̱ρέτιτ μάθ:
36 ας πε̱ρ κρύετ τάτ τε̱ μος bέ̱ν̇τσ̈
bε̃, σεπσέ νȣκε̱ μȣ́ντ τε̱ bέ̱ν̇τσ̈ ν̇έ̱
37 κ̇ίμε τε̱ bάρδε̱ α τε̱ ζ̇έζε̱. Πό λ̇ετε̱
ϳέτε̱ φιάλ̇α ϳȣ́αϊ, Πό, πό: Jό, ϳό:
σεπσέ ε τέπε̱ρα ε κε̱τύρεϐε έ̱σ̈τε̱ νγα
ι λ̇ίγȣ.

38 Dε̱γ̇ȣ́ατε̱ σε έ̱σ̈τε̱ θέ̱νε̱, Σῦ νdε̱
ϐέ̱ντ τε̱ σῦριτ, εδέ δέ̱μπ νdε̱ ϐέ̱ντ
39 τε̱ δέ̱μbιτ. Πό ȣ́νε̱ πο ȣ θέμ ϳȣ́ϐε,
τε̱ μος ι dιλ̇νι κȣ́νdρε̱ τε̱ λ̇ίγȣτ:
πό αΰ κ̇ε̱ τε̱ bιέρε̱ τῦϊ ν̇έ̱ σ̈ȣπλ̇άκε̱
νόφȣλε̱σε̱ σ'άτε σε̱ dιάθτε̱σε̱, κε̱θέ-ϊ
40 ατῖ εδέ τιάτρε̱νε̱: εδέ αΰ κ̇ε̱ dό τε̱
γ̇υκόνετε̱ με τῦϊ, ε τε̱ μάρ̇ε̱ κε̱μί-
σ̈ε̱νε̱ τέ̱νdε, λ̇έρ'-ι ατῖ εδέ ρ̇όbενε̱:
41 εδέ αΰ κ̇ε̱ τε̱ μάρ̇ε̱ ανγαρῖ τῦϊ ν̇έ̱
42 μίλ̇, έτσε̱ bάσ̈κε̱ με ατέ̱ dΰ. Ἐπ-ι
ατῖ κ̇ε̱ λ̇ύπε̱ν πρέϊ τέϳε: εδέ μος ι
κε̱θέ φιάλ̇ε̱νε̱ μbε̱-ν̇'-άνε̱ ατῖ κ̇ε̱ dό
τε̱ χ̇ȣ́χ̇ετε̱ πρέϊ τέϳε.

43 Dε̱γ̇ȣ́ατε̱ σε έ̱σ̈τε̱ θέ̱νε̱, Τε̱ dȣ́ατσ̈
τε̱ άφε̱ρμινε̱ τέ̱ντ, εδέ τ' ι κε̃σ̈ με̱ρῖ
44 αρε̱μίκȣτ τέ̱ντ. Πό ȣ́νε̱ πο ȣ θέμ
ϳȣ́ϐε, Dόνι αρε̱μίκ̇τε̱ τȣ́αϊ, bεκόνι ατά
κ̇ε̱ ȣ μαλ̇ε̱κόν̇ε̱νε̱ ϳȣ́ϐε, bέ̱νι μίρε̱
ατύρε κ̇ε̱ ȣ κάνε̱ με̱ρῖ ϳȣ́ϐε, εδέ

σᾶς βλάπτουσι καὶ σᾶς κατατρέχουσι·
45 διὰ νὰ γείνητε υἱοὶ τοῦ Πατρός σας
τοῦ ἐν τοῖς οὐρανοῖς, διότι αὐτὸς
ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς
καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους
46 καὶ ἀδίκους. Διότι ἐὰν ἀγαπήσητε
τοὺς ἀγαπῶντας ὑμᾶς, ποῖον μισθὸν
ἔχετε; καὶ οἱ τελῶναι δὲν κάμνουσι
47 τὸ αὐτό; Καὶ ἐὰν ἀσπασθῆτε
τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσότερον
κάμνετε; καὶ οἱ τελῶναι δὲν
48 κάμνουσιν οὕτως; Ἔστε λοιπὸν σεῖς
τέλειοι, καθὼς ὁ Πατήρ σας ὁ ἐν τοῖς
οὐρανοῖς εἶναι τέλειος.

1 **ΚΕΦ. 6.** Προσέχετε νὰ μὴ κάμνητε
τὴν ἐλεημοσύνην σας ἔμπροσθεν τῶν
ἀνθρώπων, διὰ νὰ βλέπησθε ὑπ' αὐτῶν·
εἰ δὲ μή, δὲν ἔχετε μισθὸν πλησίον
τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς.
2 Ὅταν λοιπὸν κάμνῃς ἐλεημοσύνην, μὴ
σαλπίσῃς ἔμπροσθέν σου, καθὼς κάμνουσιν
οἱ ὑποκριταὶ ἐν ταῖς συναγωγαῖς
καὶ ἐν ταῖς ὁδοῖς, διὰ νὰ δοξασθῶσιν
ὑπὸ τῶν ἀνθρώπων· ἀληθῶς
σᾶς λέγω, ἔχουσιν ἤδη τὸν μισθὸν
3 αὐτῶν. Ὅταν δὲ σὺ κάμνῃς ἐλεημοσύνην,
ἂς μὴ γνωρίσῃ ἡ ἀριστερά
4 σου τί κάμνει ἡ δεξιά σου· διὰ νὰ
ἦναι ἡ ἐλεημοσύνη σου ἐν τῷ κρυπτῷ·
καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ
κρυπτῷ, αὐτὸς θέλει σοὶ ἀνταποδώσει
ἐν τῷ φανερῷ.

5 Καὶ ὅταν προσεύχησαι, μὴ ἔσο ὡς
οἱ ὑποκριταί· διότι ἀγαπῶσι νὰ προσεύχωνται
ἱστάμενοι ἐν ταῖς συναγωγαῖς
καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν,
διὰ νὰ φανῶσιν εἰς τοὺς ἀνθρώπους·
ἀληθῶς σᾶς λέγω ὅτι ἔχουσιν
6 ἤδη τὸν μισθὸν αὐτῶν· σὺ ὅμως,
ὅταν προσεύχησαι, εἴσελθε εἰς τὸ
ταμεῖόν σου, καί, κλείσας τὴν θύραν
σου, προσευχήθητι εἰς τὸν Πατέρα σου

φάλ̇ι πε̱ρ ατά κ̇ε̱ ȣ bέ̱ν̇ε̱νε̱ κέκ̇ ε
45 ȣ νdιέκε̱νε̱ jȣ́ϐε. Κ̇ε̱ τε̱ bέ̱χ̇ι τε̱
bίjτ' ε Α͂τιτ τȣ́αϊ κ̇ε̱ έ̱σ̈τε̱ νdε̱ κ̇ιέjετ,
σεπσέ αΰ bέ̱ν dιέλιν' ε τῑ τε̱ λ̇ίντν̇ε̱
μbι τε̱ λ̇ίκ̇ ε μbι τε̱ μίρε̱, εδέ λ̇ε̱σ̈όν
σ̈ίνε̱ μbι τε̱ dρέϊτ' ε μbι τε̱ σ̈τρέ̱μbε̱ρε̱.
46 Σεπσέ νdε̱ dάτσ̈ι ατά κ̇ε̱ ȣ dȣ́ανε̱
jȣ́ϐε, τσ̈'φάρε̱ πάγε̱ κένι; νȣκε̱ bέ̱ν̇ε̱νε̱
47 κε̱τέ̱ εδέ κȣμερκ̇άρε̱τε̱; Εδ̇έ νdε̱
πε̱ρσ̈ε̱νdέτσ̈ι ϐέτε̱με̱ ϐε̱λέζε̱ριτε̱ τȣ́αϊ,
τσ̈' τέπε̱ρε̱ bέ̱νι; νȣκε̱ bέ̱ν̇ε̱νε̱ κε̱σ̈τȣ́
48 εδέ κȣμερκ̇άρε̱τε̱; Βέ̱χ̇ι πρᾶ jȣ́ τε̱
σόσȣρε̱, σικȣ́νdρε̱ Α͂τι jȣ́αϊ κ̇ε̱ έ̱σ̈τε̱
νdε̱ κ̇ιέjετ έ̱σ̈τ' ι σόσȣρε̱.

1 Κρε̃ϊ 6. Σ̈ικόνι τε̱ μος bέ̱νι ελ̇εϊμοσίνε̱νε̱
τȣ́αϊ πε̱ρπάρα ν̇έρε̱ζισ̈, κ̇ε̱
τε̱ σ̈ίχ̇ενι νγα ατά: σεπσέ νdε̱
κ̇όφτε̱, νȣκε̱ κένι πάγε̱ νγα Α͂τι jȣ́αϊ
2 κ̇ε̱ έ̱σ̈τε̱ νdε̱ κ̇ιέjετ. Κȣρ τε̱ bέ̱ν̇τσ̈
πρᾶ ελ̇εϊμοσίνε̱νε̱, μος ϐε̱ρσ̈ε̱λέν̇τσ̈
πε̱ρπάρα τέjε, σικȣ́νdρε̱ bέ̱ν̇ε̱ν' ιποκρίτε̱ριτε̱
νdε̱πε̱ρ σιναγογ̇ῖτ' ε νdε̱πε̱ρ
ȣ́δε̱τ, κ̇ε̱ τε̱ λ̇αϐdȣρόνενε̱ νγα ν̇έρε̱ζιτε̱:
με τε̱ ϐε̱ρτέτε̱ πο ȣ θέμ jȣ́ϐε,
σε ατά ε κάνε̱ μάρ̇ε̱ πάγε̱ν' ε τύρε.
3 Πό τί κȣρ τε̱ bέ̱ν̇τσ̈ ελ̇εϊμοσίνε̱νε̱,
λ̇ετε̱ μος ε μάρ̇ε̱ ϐέσ̈ ε μένγ̇ε̱ρα jότε
4 σε τσ̈' bέ̱ν ε dιάθτα jότε: κ̇ε̱ τε̱ jέτε̱
ελ̇εϊμοσίνα jότε φσ̈έχ̇ȣραζι: εδέ
υτ-άτε̱ κ̇ε̱ σ̈έχ̇ φσ̈έχ̇ȣραζι, αΰ dοτα
σ̈παγȣ́αν̇ε̱ τῦϊ φάκ̇εζα.

5 Εδέ κȣρ τε̱ φάλ̇ετσ̈, μος jί ποσί
ιποκρίτε̱ριτε̱: σεπσέ ατά dȣ́ανε̱ τε̱
φάλ̇ενε̱ τȣκε νdέν̇ȣρε̱ νdε̱πε̱ρ σιναγογ̇ῖτ
ε νdε̱πε̱ρ τσέπετ τε̱ ρ̇ȣγαϐετ, κ̇ε̱
τε̱ dȣ́κενε̱ νγα ν̇έρε̱ζιτε̱: με τε̱ ϐε̱ρτέτε̱
πο ȣ θέμ jȣ́ϐε, σε ατά ε κάνε̱
6 μάρ̇ε̱ πάγε̱ν' ε τύρε. Πό τί, κȣρ τε̱
φάλ̇ετσ̈, χ̇ύρε̱ νdε̱ δόμε̱τ τέ̱νdε, εδέ
μbύλ dέρε̱νε̱ τέ̱νdε ε ι ȣφάλ̇ τυτ-έτ

τὸν ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου
ὁ βλέπων ἐν τῷ κρυπτῷ, θέλει σοὶ
7 ἀνταποδώσει ἐν τῷ φανερῷ. Ὅταν δὲ
προσεύχησθε, μὴ βαττολογήσητε, ὡς
οἱ ἐθνικοί· διότι νομίζουσιν ὅτι μὲ τὴν
πολυλογίαν αὐτῶν θέλουσιν εἰσακουσθῇ.
8 Μὴ ὁμοιωθῆτε λοιπὸν μὲ αὐτούς·
διότι ἐξεύρει ὁ Πατήρ σας, τίνων ἔχετε
χρείαν, πρὶν σεῖς ζητήσητε παρ'
9 αὐτοῦ. Οὕτω λοιπὸν προσεύχεσθε σεῖς,

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
10 ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ
βασιλεία σου· γενηθήτω τὸ θέλημά
σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς·
11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς εἰς
12 ἡμᾶς σήμερον· καὶ συγχώρησον εἰς
ἡμᾶς τὰς ἁμαρτίας ἡμῶν, καθὼς καὶ
ἡμεῖς συγχωροῦμεν εἰς τοὺς ἁμαρτάνοντας
13 εἰς ἡμᾶς· καὶ μὴ φέρῃς ἡμᾶς
εἰς πειρασμὸν, ἀλλὰ ἐλευθέρωσον ἡμᾶς
ἀπὸ τοῦ πονηροῦ· διότι σοῦ εἶναι ἡ
βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα
εἰς τοὺς αἰῶνας· Ἀμήν.

14 Διότι ἐὰν συγχωρήσητε εἰς τοὺς
ἀνθρώπους τὰ πταίσματα αὐτῶν, θέλει
συγχωρήσει καὶ εἰς ὑμᾶς ὁ Πατήρ σας
15 ὁ οὐράνιος. Ἐὰν ὅμως δὲν συγχωρήσητε
εἰς τοὺς ἀνθρώπους τὰ πταίσματα
αὐτῶν, οὐδὲ ὁ Πατήρ σας θέλει
συγχωρήσει τὰ πταίσματα ὑμῶν.

16 Καὶ ὅταν νηστεύητε, μὴ γίνεσθε,
ὡς οἱ ὑποκριταὶ, σκυθρωποί· διότι
ἀφανίζουσι τὰ πρόσωπα αὐτῶν, διὰ
νὰ φανῶσιν εἰς τοὺς ἀνθρώπους ὅτι
νηστεύουσιν· ἀληθῶς σᾶς λέγω, ὅτι
17 ἔχουσιν ἤδη τὸν μισθὸν αὐτῶν. Σὺ
ὅμως, ὅταν νηστεύῃς, ἄλειψον τὴν
κεφαλήν σου, καὶ νίψον τὸ πρόσωπόν
18 σου· διὰ νὰ μὴ φανῇς εἰς τοὺς ἀνθρώπους
ὅτι νηστεύεις, ἀλλ' εἰς τὸν
Πατέρα σου τὸν ἐν τῷ κρυπτῷ· καὶ ὁ
Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ,
θέλει σοὶ ἀνταποδώσει ἐν τῷ φανερῷ.

κ̇ε̱ έ̱στε̱ φσ̈έχ̇ȣραζι: εδέ υτ-άτε̱ κ̇ε̱
σέχ̇ φσ̈έχ̇ȣραζι, dοτα παγȣ́αν̇ε̱ τῦϊ
7 φάκ̇εζα. Εδέ κȣρ τε̱ φάλενι, μος θόνι,
φιάλ̇ε̱ τε̱ τέπε̱ρα, ποσί γ̇ε̱ντάρε̱τε̱:
σεπσέ ατά κȣjτόν̇ε̱νε̱ σε με φιάλ̇ε̱τ'
ε σ̈ȣ́μα τε̱ τύρε dοτε̱ dε̱γ̇όνενε̱.
8 Μος ȣ γ̇ᾶνι πρᾶ ατύρε: σεπσέ Α͂τι
jȣαΐ ε dί πε̱ρ τσ' γ̇ε̱̃ κένι νεϐόjε̱,
9 πε̱ρπάρα σε τε̱ λ̇ύπνι πρέϊ ατί. Πό
jȣ φάλ̇ι κε̱σ̈τȣ.

Α͂τι ύνε̱ κ̇ε̱ jε̃ νdε̱ κ̇ιέjετ, ȣσ̈ε̱ν̇τε̱ρόφτ'
10 έμε̱ρι ύτ: άρθτε̱ μбε̱ρετε̱ρία
jότε: ȣбέ̱φτε̱ dασ̈ȣρίμι ύτ, σι νdε̱
11 κ̇ιέλ, εδέ μбε̱ δε̱̃τ: бȣκε̱νε̱ τόνε̱ τε̱
12 πε̱ρdίτε̱σ̈μεν' έπ-να νέϐε σότ: εδέ
φάλ̇-να φάjετε̱ τόνα, σικȣ́νdρε̱
εδέ νέϐε ȣα φάλ̇με̱ φαjτόρε̱ϐετ τάνε̱:
13 εδέ μος να σ̈τιέρ νdε̱ νγάσιε, πό
σ̈πε̱τό-να νγα ι λ̇ίγȣ: σεπσέ jότια
έ̱σ̈τε̱ μбε̱ρετε̱ρία ε φȣκ̇ία ε λ̇αϐdία
νdε̱ jέτε̱τ τε̱ jέτε̱ϐετ: Αμίν.

14 Σεπσέ νd' ȣα φάλ̇τσ̈ι ν̇έρε̱ζε̱ϐετ
φάjετ' ε ατύρε, dοτ' ȣα φάλ̇ε̱ εδέ
15 jȣ́ϐε Α͂τι jȣ́αΐ κ̇ιελόρι. Πό νdε̱ μος
ȣα φάλ̇τσ̈ι ν̇έρε̱ζε̱ϐετ φάjετ' ε ατύρε,
ας Α͂τι jȣ́αΐ νȣκε̱ dοτε̱ φάλ̇ε̱ φάjετε̱
τȣ́αjα.

16 Εδέ κȣρ τ'αγ̇ε̱ρόνι, μος бέ̱χ̇ι τε̱
ϐρέ̱ρε̱τε̱, ποσί ιποκρίτε̱ριτε̱: σεπσέ
ατά πρίσ̈ν̇ε̱νε̱ φάκ̇ετ' ε τύρε, κ̇ε̱ τε̱ dȣ́κενε̱
νdε̱ρ ν̇έρε̱ζιτ σε αγ̇ε̱ρόν̇ε̱νε̱: με
τε̱ ϐε̱ρτέτε̱ πο ȣ θέμ jȣ́ϐε, σε ατά
17 ε κάνε̱ μάρ̇ε̱ πάγε̱ν' ε τύρε. Πό τί,
κȣρ τ' αγ̇ε̱ρόν̇τσ̈, λ̇ύεϊ κρύετε̱ τάτ,
18 εδέ λ̇ᾶϊ φάκ̇ετ' ε τȣ́α: κ̇ε̱ τε̱ μος
dȣ́κετσ̈ τε ν̇έρε̱ζιτ σε αγ̇ε̱ρόν, πό
τεκ υτ-άτε̱ κ̇ε̱ έ̱σ̈τε̱ φσ̈έχ̇ȣραζι: εδέ
υτ-άτε̱ κ̇ε̱ σ̈έχ̇ φσ̈έχ̇ȣραζι, dοτα
παγȣ́αν̇ε̱ τῦϊ φάκ̇εζα.

19 Μὴ θησαυρίζετε εἰς ἑαυτοὺς θησαυ-
ροὺς ἐπὶ τῆς γῆς, ὅπου σκώληξ καὶ σκω-
ρία ἀφανίζει, καὶ ὅπου κλέπται διατρυ-
20 ποῦσι καὶ κλέπτουσιν· ἀλλὰ θησαυρί-
ζετε εἰς ἑαυτοὺς θησαυροὺς ἐν οὐρανῷ,
ὅπου οὔτε σκώληξ οὔτε σκωρία ἀφα-
νίζει, καὶ ὅπου κλέπται δὲν διατρυ-
21 ποῦσιν οὐδὲ κλέπτουσιν. Ἐπειδὴ ὅπου
εἶναι ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ θέλει εἶ-
22 σθαι καὶ ἡ καρδία ὑμῶν. Ὁ λύχνος τοῦ
σώματος εἶναι ὁ ὀφθαλμός· ἐὰν λοι-
πὸν ὁ ὀφθαλμός σου ἦναι καθαρὸς,
ὅλον τὸ σῶμά σου θέλει εἶσθαι φω-
23 τεινόν· ἐὰν ὅμως ὁ ὀφθαλμός σου ἦναι
πονηρὸς, ὅλον τὸ σῶμά σου θέλει εἶ-
σθαι σκοτεινόν· Ἐὰν λοιπὸν τὸ φῶς
τὸ ἐν σοὶ ἦναι σκότος, τὸ σκότος
πόσον;

24 Οὐδεὶς δύναται δύο κυρίους νὰ δου-
λεύῃ· διότι ἢ τὸν ἕνα θέλει μισήσει,
καὶ τὸν ἄλλον θέλει ἀγαπήσει· ἢ εἰς
τὸν ἕνα θέλει προσκολληθῆ, καὶ τὸν
ἄλλον θέλει καταφρονήσει. Δὲν δύνα-
σθε νὰ δουλεύητε Θεὸν καὶ Μαμμωνᾶ.
25 Διὰ τοῦτο σᾶς λέγω, Μὴ μεριμνᾶτε
περὶ τῆς ζωῆς ὑμῶν, τί νὰ φάγητε καὶ
τί νὰ πίητε· μηδὲ περὶ τοῦ σώματος
ὑμῶν, τί νὰ ἐνδυθῆτε. Δὲν εἶναι ἡ ζωὴ
τιμιώτερον τῆς τροφῆς, καὶ τὸ σῶμα
26 τοῦ ἐνδύματος; Ἐμβλέψατε εἰς τὰ
πετεινὰ τοῦ οὐρανοῦ, ὅτι δὲν σπεί-
ρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνά-
γουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατήρ
σας ὁ οὐράνιος τρέφει αὐτά· σεῖς δὲν
27 εἶσθε πολὺ ἀνώτεροι αὐτῶν; Ἀλλὰ
τίς ἀπὸ σᾶς μεριμνῶν δύναται νὰ
προσθέσῃ μίαν πήχην εἰς τὸ ἀνά-
28 στημα αὐτοῦ; Καὶ περὶ ἐνδύματος τί
μεριμνᾶτε; Παρατηρήσατε τὰ κρίνα
τοῦ ἀγροῦ πῶς αὐξάνουσι· δὲν κοπιά-
29 ζουσιν, οὐδὲ κλώθουσι. Σᾶς λέγω ὅμως
ὅτι οὐδὲ ὁ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ

19 Μος μbε̱λ̇ίθνι θεσάρε̱ μbε̱ δέτ πε̱ρ
jȣ, ατιέ κȣ κρύμbι εδέ νdρύσ̈κȣ ι
πρίσ̈, εδέ ατιέ κȣ ϐιέδε̱σιτε̱ ρε̱μόν̇ε̱ν'
20 εδέ ϐιέδε̱νε̱: πό μbε̱λ̇ίθνι θεσάρε̱ νdε̱
κ̇ιέλ πε̱ρ jȣ, ατιέ κȣ νȣκ' ι πρισ̈
ας κρύμπ ας νdρύσ̈κ, εδέ ατιέ κȣ
ϐιέδε̱σιτε̱ νȣκε̱ ρε̱μόν̇ε̱ν' ας ϐιέδε̱νε̱.
21 Σεπσέ τεκ έ̱σ̈τε̱ θεσᾶρι jȣαϊ, ατιέ
22 dοτε̱ jέτε̱ εδέ ζέμε̱ρα jȣαϊ. Κανdίλ̇'
ι τρȣ́πιτ έ̱σ̈τε̱ σῦρι: νdε̱ κ̇όφτε̱ πρᾶ
σε σῦρι ύτ έ̱σ̈τ' ι κε̱θιέλε̱τε̱, γ̇ίθε̱
23 τρȣ́πι ύτ dοτε̱ jέτ' ι νdρίτσ̈ιμ: πό
νdε̱ κ̇όφτε̱ σε σῦρι ύτ έ̱σ̈τ' ι λ̇ίκ,
γ̇ίθε̱ τρȣ́πι ύτ dοτε̱ jέτ' ι έρ̇ε̱τε̱. Νdε̱
κ̇όφτε̱ πρᾶ σε dρίτα κ̇ε̱ γ̇έ̱νdετε̱ τε
τί έ̱σ̈τ' ερ̇ε̱σίρε̱, ερ̇ε̱σίρα σᾶ ε μάδε
dοτε̱ jέτε̱;

24 Ασν̇έ̱ σ' μȣ́ντ τ' ȣ σ̈ε̱ρbέ̱ν̇ε̱ dύ
ζοτε̱ρίν̇ϐε: σεπσέ α ν̇έ̱ριτ dοτ' ι κέτε̱
με̱ρῖ, εδέ τιάτρινε̱ dοτα dόjε̱: α
ν̇έ̱ριτ dοτ' ι νγ̇ίτετε̱ πράπα, εδέ τιάτε̱-
ριτ dοτ' ι κε̱θέν̇ε̱ κράχε̱τε̱. Νȣκε̱ μȣ́ντνι
τ'ι σ̈ε̱ρbένι Περε̱νdίσε̱ εδέ Μαμμο-
25 νάϊτ. Πε̱ρανdάϊ πο ȣ θέμ. jȣ́ϐε, Μος
μενdόνι πε̱ρ jέτε̱νε̱ τȣ́αϊ, τσ̈' τε̱ χ̇ᾶνι
α τσ̈'τε̱ πίνι: ας πε̱ρ τρȣ́πινε̱ τȣ́αϊ, τσ̈'τε̱
ϐίσ̈νι. Α νȣκ' έ̱σ̈τε̱ jέτα με̱ ε νdέρτσ̈ιμε,
σε ȣσ̈κ̇ίμι, εδέ τρȣ́πι σε τε̱ ϐέσ̈ȣ-
26 ριτε̱; Βε̱σ̈τρόνι σ̈πέσε̱τ' ε κ̇ιέλιτ, σε
νȣκε̱ μbιέλε̱νε̱, ας νȣκε̱ κόρ̇ε̱νε̱, ας
νȣκε̱ μbε̱λ̇έδε̱νε̱ νdε̱ γρȣνάρε̱, εδέ
Α͂τι jȣαϊ κ̇ιελόρι ι ȣσ̈κ̇έν: α νȣκε̱
27 νdᾶνι jȣ με̱ τέπε̱ρε̱ σε ατά; Πό
τσίλ̇ι ν̇γα jȣ τȣκε πάσȣρε̱ κȣjdές,
μȣ́ντ τε̱ σ̈τόν̇ε̱ ν̇έ̱ κȣτ νdε̱ σ̈τάτ
28 τε̱ τί; Εδέ τσ̈' μενdόνι πε̱ρ τε̱ ϐέ-
σ̈ȣριτε̱; Βε̱σ̈τρόνι λ̇ȣλ̇ετ' ε άρε̱σε̱ σι
ρ̇ίτενε̱: ας μȣνdόνενε̱, ας dρέδε̱νε̱.
29 Πό ȣ θέμ. jȣ́ϐε, σε ας Σολομόνι με
γ̇ίθε̱ λ̇αϐdῖν' ε τί νȣκε̱ κ̇έ ϐέσ̈ȣρε̱

30 αὐτοῦ ἐνεδύθη ὡς ἓν τούτων. Ἀλλ'
ἐὰν τὸν χόρτον τοῦ ἀγροῦ, ὅστις σήμερον
ὑπάρχει καὶ αὔριον ῥίπτεται εἰς
κλίβανον, ὁ Θεὸς ἐνδύῃ οὕτω, δὲν
θέλει ἐνδύσει πολλῷ μᾶλλον ὑμᾶς,
31 ὀλιγόπιστοι; Μὴ μεριμνήσητε λοιπὸν,
λέγοντες, Τί νὰ φάγωμεν, ἢ τί νὰ
32 πίωμεν, ἢ τί νὰ ἐνδυθῶμεν; Διότι
πάντα ταῦτα ζητοῦσιν οἱ ἐθνικοί· ἐπειδὴ
ἐξεύρει ὁ Πατήρ σας ὁ οὐράνιος
33 ὅτι ἔχετε χρείαν πάντων τούτων. Ἀλλὰ
ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ,
καὶ τὴν δικαιοσύνην αὐτοῦ· καὶ ταῦτα
34 πάντα θέλουσι σᾶς προστεθῇ. Μὴ μεριμνήσητε
λοιπὸν περὶ τῆς αὔριον·
διότι ἡ αὔριον θέλει μεριμνήσει τὰ
ἑαυτῆς· ἀρκετὸν εἶναι εἰς τὴν ἡμέραν
τὸ κακὸν αὐτῆς.

1 **ΚΕΦ. ζ'.** Μὴ κρίνετε διὰ νὰ μὴ
2 κριθῆτε· διότι μὲ ὁποίαν κρίσιν κρίνετε,
θέλετε κριθῆ· καὶ μὲ ὁποῖον μέτρον
μετρεῖτε, θέλει ἀντιμετρηθῆ εἰς ὑμᾶς.
3 Καὶ διὰ τί βλέπεις τὸ ξυλάριον τὸ ἐν
τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ
δοκὸν τὴν ἐν τῷ ὀφθαλμῷ σου δὲν
4 παρατηρεῖς; Ἢ πῶς θέλεις εἰπεῖ πρὸς
τὸν ἀδελφόν σου, Ἄφες νὰ ἐκβάλω τὸ
ξυλάριον ἀπὸ τοῦ ὀφθαλμοῦ σου, ἐνῷ
ἡ δοκὸς εἶναι ἐν τῷ ὀφθαλμῷ σου;
5 Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν
ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε θέλεις
ἰδεῖ καθαρῶς διὰ νὰ ἐκβάλῃς τὸ ξυλάριον
ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ
σου.

6 Μὴ δώσητε τὸ ἅγιον εἰς τοὺς κύνας·
μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν
ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν
αὐτοὺς μὲ τοὺς πόδας αὐτῶν,
καὶ στραφέντες διασχίσωσιν ὑμᾶς.

7 Αἰτεῖτε, καὶ θέλει σᾶς δοθῆ· ζητεῖτε,
καὶ θέλετε εὑρεῖ· κρούετε, καὶ
8 θέλει σᾶς ἀνοιχθῆ· διότι πᾶς ὁ αἰτῶν
λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ

30 ποσί ν̇ε̱ νγα κε̱τό. Πό νdε̱ κ̇όφτε̱
σε bᾶριν' ε άρε̱σε̱, κ̇ε̱ σότ έ̱σ̈τε̱ ε
νέσε̱ρε̱ χ̇ίδετε̱ νdε̱ φȣ́ρε̱, Περε̱νdία
ε ϐέσ̈ κε̱σ̈τȣ́, νȣκε̱ dοτ' ȣ ϐέσ̈ε̱ jȣ́ϐε
31 σ̈ȣ́με̱ με̱̃ τέπε̱ρε̱, ο bεσε̱-πάκε̱; Μος
μενdόχ̇ι πρᾶ, τȣκε θέ̱νε̱, Τσ̈'τε̱ χ̇άμε̱,
α τσ̈' τε̱ πίμε̱, α τσ̈' τε̱ ϐέσ̈με̱;
32 Σεπσέ γ̇ίθε̱ κε̱τό ι κε̱ρκόν̇ε̱νε̱ κόμbετε̱:
σεπσέ Ᾱτι jȣαΐ κ̇ιελόρι ε dί
33 σε κένι νεϐόjε̱ πε̱ρ γ̇ίθε̱ κε̱τό. Πό
κε̱ρκόνι με̱̃ πε̱ρπάρα μbε̱ρετε̱ρῖν' ε
Περε̱νdίσε̱, εδέ dρεΐτε̱ρῖν' ε ατῖ: εδέ
κε̱τό τε̱ γ̇ίθα dοτ' ȣ σ̈τόνενε̱ jȣ́ϐε.
34 Μος μενdόχ̇ι πρᾶ πε̱ρ τε̱ νέσε̱ρμενε̱:
σεπσέ ε νέσε̱ρμε̱jα dοτε̱ κέτε̱ μενdίμ
πε̱ρ πȣ́νε̱τ' ε σάjα: μjάφτ έ̱σ̈τε̱ μbε̱
dίτε̱ν' ε κέκ̇ε̱jα ε ασᾶΐ.

1 **Κρε̱̃ι 7.** Μος γ̇υκόνι, κ̇ε̱ τε̱ μος
2 γ̇υκόνενι: σεπσέ με τσ̈' φάρε̱ γ̇ῦκ̇ι
γ̇υκόνι, dοτε̱ γ̇υκόνενι: εδέ με τσ̈'φάρε̱
μάτε̱σι μάτνι, dοτ'ȣα μάσε̱νε̱ πε̱ρσε̱ρῖ.
3 Εδέ πε̱ρσέ σ̈ικόν λ̇ε̱μίσ̈τενε̱ κ̇ε̱ έ̱σ̈τε̱
νdε̱ σῦτ τυτ-ϐε̱λᾶΐ, εδέ τρᾶνε̱ κ̇ε̱
4 έ̱σ̈τε̱ νdε̱ σῦτ τέ̱ντ νȣκ' ε νdίεν; Α
σί dοτ' ι θȣ́ατσ̈ τυτ-ϐε̱λᾶΐ, Λ̇ετε̱ νdσίερ
λ̇ε̱μίσ̈τενε̱ νγα σῦρι ύτ, εδέ jά τρᾶρι
5 τεκ έ̱σ̈τε̱ νdε̱ σῦτ τέ̱ντ; Ιποκρίτ, νdσίρ
με̱̃ πε̱ρπάρα τρᾶνε̱ νγα σῦρι ύτ, εδέ
ατε̱χ̇έρε̱ dοτε̱ σ̈όχ̇τσ̈ μίρε̱ τε̱ νdσιέρτσ̈
λ̇ε̱μισ̈τενε̱ νγα σῦρι τυτ-ϐε̱λᾶΐ.

6 Μος έπνι γ̇ε̱̃ν' ε σ̈ε̱ν̇τε̱ρȣαρε̱ κ̇ένϐετ:
ας μος χ̇ιθνι μαργαριτάρε̱τε̱
τȣαΐ πε̱ρπάρα dέραϐετ, σε μος ι
σ̈κέλ̇ν̇ε̱ν' ατά με κέ̱μbε̱τ' ε τύρε,
εδέ παστάΐ κε̱θέ̱νεν' ε ȣ σ̈κέλ̇ν̇ε̱ν' εδέ
jȣ́ϐε.

7 Λ̇ύπνι, εδέ dοτ' ȣ έπετε̱ jȣ́ϐε:
κε̱ρκόνι, εδέ dοτε̱ γ̇ένι: τροκολίνι,
8 εδέ dοτ'ȣ χ̇άπετε̱ jȣ́ϐε: σεπσέ κȣσ̈dό
κ̇ε̱ λ̇ύπε̱ν μέρ, εδέ αύ κ̇ε̱ κε̱ρκόν

9 εἰς τὸν κρούοντα θέλει ἀνοιχθῇ. Ἢ
τίς ἄνθρωπος εἶναι ἀπὸ σᾶς, ὅστις,
ἐὰν ὁ υἱὸς αὐτοῦ ζητήσῃ ἄρτον, μήπως
θέλει δώσει εἰς αὐτὸν λίθον;
10 καὶ ἐὰν ζητήσῃ ὀψάριον, μήπως
11 θέλει δώσει εἰς αὐτὸν ὄφιν; Ἐὰν
λοιπὸν σεῖς, πονηροὶ ὄντες, ἐξεύρητε
νὰ δίδητε καλὰς δόσεις εἰς τὰ τέκνα
σας, πόσῳ μᾶλλον ὁ Πατὴρ σας ὁ ἐν
τοῖς οὐρανοῖς, θέλει δώσει ἀγαθὰ εἰς
12 τοὺς ζητοῦντας παρ' αὐτοῦ; Λοιπὸν
πάντα ὅσα ἂν θέλητε νὰ κάμνωσιν εἰς
ὑμᾶς οἱ ἄνθρωποι, οὕτω καὶ σεῖς κάμνετε
εἰς αὐτούς· διότι οὗτος εἶναι ὁ
νόμος καὶ οἱ προφῆται.

13 Εἰσέλθετε διὰ τῆς στενῆς πύλης·
διότι πλατεῖα εἶναι ἡ πύλη, καὶ εὐρύχωρος
ἡ ὁδὸς ἡ φέρουσα εἰς τὴν
ἀπώλειαν, καὶ πολλοὶ εἶναι οἱ εἰσερχόμενοι
14 δι' αὐτῆς. Ἐπειδὴ στενὴ
εἶναι ἡ πύλη, καὶ τεθλιμμένη, ἡ ὁδὸς
ἡ φέρουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι
εἶναι οἱ εὑρίσκοντες αὐτήν.

15 Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν,
οἵτινες ἔρχονται πρὸς ὑμᾶς μὲ
ἐνδύματα προβάτων, ἔσωθεν ὅμως εἶναι
16 λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν
αὐτῶν θέλετε γνωρίσει αὐτούς· μήποτε
συνάγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς,
17 ἢ ἀπὸ τριβόλων σῦκα; οὕτω πᾶν
δένδρον καλὸν κάμνει καλοὺς καρπούς·
τὸ δὲ σαπρὸν δένδρον κάμνει
18 κακοὺς καρπούς. Δὲν δύναται δένδρον
καλὸν νὰ κάμνῃ καρποὺς κακοὺς, οὐδὲ
δένδρον σαπρὸν νὰ κάμνῃ καρποὺς
19 καλούς. Πᾶν δένδρον μὴ κάμνον καρπὸν
καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ
20 βάλλεται. Ἄρα ἀπὸ τῶν καρπῶν αὐτῶν
21 θέλετε γνωρίσει αὐτούς. Δὲν θέλει
εἰσέλθει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν
πᾶς ὁ λέγων πρὸς ἐμὲ, Κύριε, Κύριε· ἀλλ'
ὁ πράττων τὸ θέλημα τοῦ Πατρός μου
22 τοῦ ἐν τοῖς οὐρανοῖς. Πολλοὶ θέλουσιν
εἰπεῖ πρὸς ἐμὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,

γ̇ε̃ν, εδέ ατῖ κ̇ε̰ τροκολῖν dοτ' ι χ̇άπετε̰.
9 Α τσίλ̇ι έ̰σ̈τ' αῢ ν̇ερῖ νγα jȣ, ι τσίλ̇ι,
νdε̰ λ̇ύπτε̰ ι bῖρι bȣκε̰, μος dοτ' ι
10 άπε̰ ατῖ γȣ͂ρ; εδέ νdε̰ λ̇ύπτε̰ πέσ̈κ,
11 μος dοτ' ι άπε̰ ατῖ γ̇άρπε̰ρ; Νdε̰
κ̇όφτε̰ πρᾶ σε jȣ κ̇ε̰ jένι τε̰ λ̇ικ̇, dίνι
τ'ȣ έπνι δέ̰να τε̰ μίρα bίjϐετ τȣ́αϊ,
σᾶ με̰̃ τέπε̰ρ' Ἆτι jȣ́αϊ κ̇ε̰ έ̰σ̈τε̰ νdε̰
κ̇ιέjετ, dοτ' ȣ άπε̰ τε̰ μίρα ατύρε κ̇ε̰
12 λ̇ύπε̰νε̰ νγα αῢ; Γ̇ίθε̰ σᾶ τε̰ dόνι
πρᾶ τ' ȣ bέ̰ν̇ε̰νε̰ jȣ́ϐε ν̇έρε̰ζιτε̰, κε̰σ̈τȣ́
bέ̰νι εδέ jȣ ατύρε: σεπσέ κύϊ έ̰σ̈τε̰
νόμι εδέ προφίτε̰ριτε̰.

13 Χ̇ύνι νdε̰πε̰ρ dέρε̰τ τε̰ νγȣ́σ̈τε̰:
σεπσέ ε γ̇έρε̰ έ̰σ̈τε̰ dέρα, εδέ ε χ̇άπε̰τ'
έ̰σ̈τ' ȣ́δα κ̇ε̰ σ̈πίε νdε̰ τε̰ χ̇ȣ́μbȣριτε̰,
εδέ σ̈ȣ́με̰ ϐέτε̰ jάν' ατά κ̇ε̰ χ̇ύν̇ε̰νε̰
14 νdε̰πε̰ρ ατέ̰. Σεπσέ ε νγȣ́σ̈τε̰ έ̰σ̈τε̰
dέρα, εδέ ε σ̈τρε̰νγȣ́αρ' έσ̈τ' ȣ́δα κ̇ε̰
σ̈πίε νdε̰ jέτε̰τ, εδέ τε̰ πάκε̰ jάν'
ατά κ̇ε̰ ε γ̇έν̇ε̰ν' ατέ̰.

15 Εδέ ρȣ́χ̇ι νγα προφίτε̰ριτ' ε ρ̇έμ,
τὲ̰ τσίλ̇ε̰τε̰ ϐίν̇ε̰νε̰ τε jȣ́ με τε̰ ϐέσ̈ȣρα
δέ̰νσ̈, πό πε̰ρbρέ̰νdα jάν' ȣ́jκ̇
16 κ̇ε̰ ρ̇ε̰μbέν̇ε̰νε̰. Νγά πέμε̰τ' ε τύρε
dοτ' ι ν̇ίχ̇νι ατά: σος μbε̰λ̇έδε̰νε̰
ρ̇ȣ́σ̈ νγα dρίζατε̰ α φικ̇ νγα μȣρίζατε̰;
17 κε̰σ̈τȣ́ τσ̈' dό dρȣ͂j' ε μίρε̰
bέ̰ν πέμε̰ τε̰ μίρα: πό dρȣ́j' ε dόbε̰τε̰
18 bέ̰ν πέμε̰ τε̰ λ̇ίγα. Dρȣ͂j' ε μίρε̰
σ' μȣ́ντ τε̰ bέ̰ν̇ε̰ πέμε̰ τε̰ λ̇ίγα, ας
dρȣ͂j' ε dόbε̰τε̰ τε̰ bέ̰ν̇ε̰ πέμε̰ τε̰
19 μίρα. Τσ̈' dό dρȣ͂ κ̇ε̰ σ' bέ̰ν πέμε̰ τε̰
μίρε̰, πρίτετ' ε χ̇ίδετε̰ νdε̰ ζιάρ.
20 Πε̰ρανdάϊ νγα πέμε̰τ' ε ατύρε dοτ' ι
21 ν̇ίχ̇νι ατά. Νȣκε̰ dοτε̰ χ̇ύν̇ε̰ νdε̰ μbε̰ρετε̰ρῖτ
τε̰ κ̇ιέjεϐετ κȣσ̈dό κ̇ε̰ με̰ θότε̰,
Ζότ, Ζότ: πό αῢ κ̇ε̰ bέ̰ν dασ̈ȣρίμιν' ε
22 τιμ-έτ κ̇ε̰ έ̰σ̈τε̰ νdε̰ κ̇ιέjετ. Σ̈ȣ́με̰
ϐέτε̰ dοτε̰ με̰ θόνε̰ νd' ατέ̰ dίτε̰, Ζότ,

Κύριε, Κύριε, δὲν προεφητεύσαμεν ἐν
τῷ ὀνόματί σου, καὶ ἐν τῷ ὀνόματί
σου ἐξεβάλομεν δαιμόνια, καὶ ἐν τῷ
ὀνόματί σου ἐκάμομεν θαύματα πολλά;
23 Καὶ τότε θέλω ὁμολογήσει πρὸς
αὐτούς, Ὅτι ποτὲ δὲν σᾶς ἐγνώρισα·
φεύγετε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν
ἀνομίαν.

24 Πᾶς λοιπὸν ὅστις ἀκούει τοὺς λόγους
μου τούτους, καὶ κάμνει αὐτούς,
θέλω ὁμοιώσει αὐτὸν μὲ ἄνδρα φρόνιμον,
ὅστις ᾠκοδόμησε τὴν οἰκίαν
25 αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ
βροχή, καὶ ἦλθον οἱ ποταμοί, καὶ
ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέβαλον
εἰς τὴν οἰκίαν ἐκείνην, καὶ δὲν ἔπεσε·
διότι ἦτο τεθεμελιωμένη ἐπὶ τὴν πέτραν.
26 Καὶ πᾶς ὁ ἀκούων τοὺς λόγους
μου τούτους, καὶ μὴ κάμνων αὐτούς,
θέλει ὁμοιωθῇ μὲ ἄνδρα μωρόν, ὅστις
ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν
27 ἄμμον· καὶ κατέβη ἡ βροχή, καὶ ἦλθον
οἱ ποταμοί, καὶ ἔπνευσαν οἱ
ἄνεμοι, καὶ προσέβαλον εἰς τὴν οἰκίαν
ἐκείνην, καὶ ἔπεσε· καὶ ἦτο ἡ πτῶσις
αὐτῆς μεγάλη.

28 Ὅτε δὲ ἐτελείωσεν ὁ Ἰησοῦς τοὺς
λόγους τούτους, ἐξεπλήττοντο οἱ ὄχλοι
29 διὰ τὴν διδαχὴν αὐτοῦ. Διότι ἐδίδασκεν
αὐτοὺς ὡς ἔχων ἐξουσίαν, καὶ
οὐχὶ ὡς οἱ γραμματεῖς.

Κεφ. η'.

1 ὍΤΕ δὲ κατέβη ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν
αὐτὸν ὄχλοι πολλοί.

2 Καὶ ἰδού, λεπρὸς ἐλθὼν προσεκύνει αὐτόν,
λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαι νὰ
3 μὲ καθαρίσῃς. Καὶ ἐκτείνας τὴν χεῖρα ὁ
Ἰησοῦς, ἥγγισεν αὐτόν, λέγων, Θέλω,
καθαρίσθητι. Καὶ εὐθὺς ἐκαθαρίσθη ἡ
4 λέπρα αὐτοῦ. Καὶ λέγει πρὸς αὐτὸν ὁ
Ἰησοῦς, Πρόσεχε μὴ εἴπῃς τοῦτο εἰς
μηδένα· ἀλλ' ὕπαγε, δεῖξον σεαυτὸν

Ζότ, νȣκε̱ προφιτέπσε̱μ μb' έμε̱ριτ
τέ̱ντ, εδέ μb' έμε̱ριτ τέ̱ντ νdσȣ́αρε̱μ
dιάj, εδέ μb' έμε̱ριτ τέ̱ντ bε̱̃μ σ̈ȣμε̱
23 τσ̈ȣdίρα; Πό ατε̱χ̇έρε̱ dοτ' ȣ ρ̣ε̱φέν̇
ατύρε, Σε κȣ́ρ̣ε̱ νȣκ' ȣ κάμ ν̇όχȣρε̱
jȣ́ϐε: ίκνι πρέϊ μέjε jȣ́ κ̇ε̱ κένι
πȣνȣ́αρε̱ παȣδε̱ρίνε̱.

24 Κȣσ̈dό πρᾶ κ̇ε̱ dε̱γ̇όν κε̱τό φιάλ̇ε̱τ'
ε μία, εδέ ι bέ̱ν ατό, dοτα γ̇ᾶν̇ ατέ̱
με ν̇ε̱ ν̇ερῖ τε̱ μέ̱ντσ̈ιμ, κ̇ε̱ νdε̱ρτσ̈ῖ
σ̈τε̱πῖν' ε τῖ μbι σ̈κέ̱μπ τε̱ γȣ̃ριτ:
25 εδέ ρᾶ σ̈ῖȣ, ε έρδε̱ λ̇ȣ́με̱ρατε̱, ε
φρύνε̱ έρε̱ρατε̱, εδέ ȣπε̱ρπόκ̇νε̱ πας
ασᾶϊ σ̈τε̱πίε, πό νȣκ' ȣρ̣ε̱ζȣ́α: σεπσέ
ίσ̈τε θεμελ̇όσȣρε̱ μbι σ̈κέ̱μπτ τε̱ γȣ̃ριτ.

26 Πό κȣσ̈dό κ̇ε̱ dε̱γ̇όν κε̱τό φιάλ̇ε̱τ' ε
μία, εδέ νȣ́κ' ι bέ̱ν, dοτ' ι γ̇άν̇ε̱ ν̇ε̱
ν̇ε̱ρίȣ τε̱ μάρ̣ε̱, κ̇ε̱ νdε̱ρτσ̈ῖ σ̈τε̱πῖν' ε
27 τῖ μbι ρέ̱ρε̱τ: εδέ ρᾶ σ̈ίȣ, ε έρδε̱
λ̇ȣ́με̱ρατε̱, ε φρύνε̱ έρε̱ρατε̱, εδέ ȣπε̱ρπόκ̇νε̱
πας ασᾶϊ σ̈τε̱πίε, εδέ ȣρ̣ε̱ζȣ́α:
εδέ τε̱ ρ̣ε̱ζȣ́αριτ' ε ασᾶϊ ίσ̈τε τε̱ μάθ.

28 Εδέ Jισȣ̃ϊ κȣρ μbαρσ̈ῖ κε̱τό φιάλ̇ε̱,
γ̇έ̱νdε̱jα τμερόνεσ̈ινε̱ περ με̱σίμιν' ε
29 ατῖ. Σεπσέ ι με̱σόντε ατά σικȣ́ρ σε
τε̱ κίσ̈τε πȣσ̈τέτ, εδέ jό σι σ̈κρόν̇ε̱σιτε̱.

Κρε̱ῒ 8.

1 Εδέ αὔ κȣρ σbρίτι νγα μάλ̇ι, ι
ϐάνε̱ πράπα σ̈ȣμε̱ γ̇έ̱νdε̱jε.

2 Εδέ jά τεκ έρδι ν̇ε̱ ι κρ̣ομόσȣρ' ε ι
ȣφάλ̇ ατῖ, τȣκε θέ̱νε̱, Ζότ, νdε̱ dάτσ̈,
3 μȣ́ντ τε̱ με̱ κ̇ε̱ρόν̇τσ̈. Εδέ Jισȣ̃ϊ νγ̇άτι
dόρε̱νε̱, εδέ ε πρέκȣ, τȣκε θέ̱νε̱, Dȣ́α,
κ̇ε̱ρόνȣ. Εδέ περ̇ν̇ε̱χ̇έρε̱ ι ȣκ̇ε̱ρȣ́α
4 κρ̣όμα. Εδέ Jισȣ̃ϊ ι θότ' ατῖ, Σ̈ικό
μος ι θȣ́ατσ̈ νdον̇έ̱ϊτ: πό σ̈κό ε dε̱φτέ

εἰς τὸν ἱερέα, καὶ πρόσφερε τὸ δῶρον,
τὸ ὁποῖον προσέταξεν ὁ Μωϋσῆς διὰ
μαρτυρίαν εἰς αὐτούς.

5 Ὅτε δὲ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Κα-
περναοὺμ, προσῆλθε πρὸς αὐτὸν ἑκα-
6 τόνταρχος, παρακαλῶν αὐτὸν, καὶ
λέγων, Κύριε, ὁ δοῦλός μου κεῖται ἐν
τῇ οἰκίᾳ παραλυτικὸς, δεινῶς βασανι-
7 ζόμενος, Καὶ λέγει πρὸς αὐτὸν ὁ Ἰη-
σοῦς, Ἐγὼ ἐλθὼν θέλω θεραπεύσει
8 αὐτόν· Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος
εἶπε, Κύριε, δὲν εἶμαι ἄξιος νὰ εἰσ-
έλθῃς ὑπὸ τὴν στέγην μου· ἀλλὰ
μόνον εἰπὲ λόγον, καὶ θέλει ἰατρευθῇ
9 ὁ δοῦλός μου. Διότι καὶ ἐγὼ εἶμαι
ἄνθρωπος ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐ-
μαυτὸν στρατιώτας· καὶ λέγω πρὸς
τοῦτον, Ὕπαγε, καὶ ὑπάγει· καὶ πρὸς
ἄλλον, Ἔρχου, καὶ ἔρχεται· καὶ πρὸς
τὸν δοῦλόν μου, Κάμε τοῦτο, καὶ
10 κάμνει. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύ-
μασε, καὶ εἶπε πρὸς τοὺς ἀκολουθοῦν-
τας, Ἀληθῶς σᾶς λέγω, οὐδὲ ἐν τῷ
11 Ἰσραὴλ εὗρον τοσαύτην πίστιν. Σᾶς
λέγω δὲ, ὅτι πολλοὶ θέλουσιν ἔλθει
ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ θέ-
λουσι καθίσει μετὰ τοῦ Ἀβραὰμ καὶ
Ἰσαὰκ καὶ Ἰακὼϐ ἐν τῇ βασιλείᾳ τῶν
12 οὐρανῶν· οἱ δὲ υἱοὶ τῆς βασιλείας
θέλουσιν ἐκβληθῇ εἰς τὸ σκότος τὸ
ἐξώτερον· ἐκεῖ θέλει εἶσθαι ὁ κλαυθ-
13 μὸς καὶ ὁ τριγμὸς τῶν ὀδόντων. Καὶ
εἶπεν ὁ Ἰησοῦς πρὸς τὸν ἑκατόνταρ-
χον, Ὕπαγε, καὶ ὡς ἐπίστευσας ἂς
γείνῃ εἰς σέ. Καὶ ἰατρεύθη ὁ δοῦλος
αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

14 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν
τοῦ Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ
κατάκοιτον καὶ πάσχουσαν πυρετόν.
15 Καὶ ἐπίασε τὴν χεῖρα αὐτῆς, καὶ ἀ-
φῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἐσηκώθη
καὶ ὑπηρέτει αὐτούς.

ϐέτε̱χ̇ενε̱ τέ̱νdε τε πρίφτι, εδέ σ̈πιέρε̱
δȣρε̱τίνε̱, ϰ̇ε̱ ϰᾶ ȣρδε̱ρȣ́αρε̱ Μοϊσίȣ
πε̱ρ μαρτιρῖ μb' ατά.

5 Εδέ Jισȣ̃ῖ ϰȣρ χ̇ύρι νdε̱ Καπερ-
ναȣ́μ, ι έρδι πε̱ράνε̱ ν̇ε̱ ȣρδε̱ρ-ϰ̇ίνdε̱ς,
6 τȣϰε λ̇ȣ́τȣρ' ατῖ, ε τȣϰε θε̱νε̱, Ζότ,
σ̈ε̱ρbε̱τόρι ίμ dέργ̇ετε̱ νdε̱ σ̈τε̱πῖτ
7 ȣλόϰ, ε μȣνdόνετε̱ ϰέϰ̇. Εδέ Jισȣ̃ϊ
ι θότ' ατῖ, Ȣνε̱ dοτε̱ ϐίν̇ ε dοτα
8 σ̈ε̱ρόν̇. Εδέ ȣρδε̱ρ-ϰ̇ίνdε̱σι ȣπε̱ργ̇έϰ̇ ε
θά, Ζότ, νȣϰε̱ jάμ ι ζότι τε̱ με̱
χ̇ῦντσ̈ νdε̱νε̱ στρέχ̇ετ: πό θȣ́αϊ
ϐέτε̱με̱ ν̇ε̱ φιάλ̇ε̱, εδέ σ̈ε̱ρbε̱τόρι ίμ
9 dοτε̱ σ̈ε̱ρόνετε̱. Σεπσέ εδέ ȣ́νε̱ jάμ
ν̇ε̱ ν̇ερῖ νdε̱ν' ȣ́ρδε̱ρε̱, εδέ ϰάμ νdε̱νε̱
ϐέτε̱χ̇ενε̱ τίμε ȣσ̈τε̱τόρε̱: εδέ ι θέμ
ϰε̱τῖ, Σ̈ϰό, εδέ ϐέτε: εδέ τιάτε̱ριτ,
Ἑjα, εδέ ϐιέν: εδέ σ̈ε̱ρbε̱τόριτ τίμ,
10 Βέ̱j ϰε̱τέ̱, εδέ ε bέ̱ν. Εδέ Jισȣ̃ϊ ϰȣρ
dε̱γ̇ο̃ϊ ȣτσ̈ȣdίτ, ε ȣ θά ατύρε ϰ̇ε̱ ι
ϐίνινε̱ πράπα, Με τε̱ ϐε̱ρτέτε̱ ȣ θέμ
jȣ́ϐε, σε ας νdε̱ Ισραῒλ νȣϰε̱ ϰάμ
11 γ̇έτȣρε̱ ϰάϰ̇ε̱ bέσε̱. Εδέ πο ȣ θέμ
jȣ́ϐε, σε σ̈ȣ́με̱ ϐέτε̱ dοτε̱ ϐίνε̱νε̱ νγα
τε̱ λ̇ίνdȣριτ' ε νγα τε̱ περε̱νdȣ́αρε̱τ'
ε dιέλιτ, εδέ dοτε̱ ῥίνε̱ νdε̱ με̱σάλε̱
bάσ̈ϰε̱ με Αϐραάμινε̱, ε με Ισαάϰȣν'ε
με Jαϰόϐινε̱ νdε̱ μbε̱ρετε̱ρῖτ τε̱ ϰ̇ιέ-
12 jεϐετ: πό τε̱ bίjτ' ε μbε̱ρετε̱ρίσε̱
dοτε̱ χ̇ίδενε̱ νd' ερ̇ε̱σίρε̱τ τε̱ πε̱ρ-
jάσ̈τε̱με: ατιέ ϰȣ dοτε̱ jέτε̱ τε̱ ϰ̇άρε̱τ'
13 ε τε̱ ϰε̱ρτσε̱λίτȣριτ' ε δέ̱μbε̱ϐετ. Εδέ
Jισȣ̃ϊ ι θά ȣρδε̱ρ-ϰ̇ίνdε̱σιτ, Σ̈ϰό, εδέ
τ' ȣbέ̱φτε̱ σιϰȣ́νdρε̱ μbεσόϐε. Εδέ
σ̈ε̱ρbε̱τόρι ατῖ ȣσ̈ε̱ρȣ́α ϰ̇ε̱ μb' ατέ̱ χ̇έρε̱.

14 Εδέ Jισȣ̃ϊ ϰȣρ έρδι νdε̱ σ̈τε̱πῖτ τε̱
Πιέτριτ, πᾶ τε̱ ϐιέχ̇ε̱ρε̱ν' ε ατῖ τε
15 πο dέργ̇εϊ νdε̱ρ έθε. Εδέ ε ζȣ̃ρι ατέ̱
πε̱ρ dόρε, εδέ ε λ̇ᾶν' έθετε̱: εδέ
αjό ȣνγρίτ ε ȣ σ̈ε̱ρbέντε ατύρε.

16 Καὶ ὅτε ἔγεινεν ἑσπέρα, ἔφεραν
πρὸς αὐτὸν δαιμονιζομένους πολλούς·
καὶ ἐξέβαλε τὰ πνεύματα μὲ λόγον,
καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσε·
17 διὰ νὰ πληρωθῇ τὸ ῥηθὲν
διὰ Ἡσαΐου τοῦ προφήτου, λέγοντος,
Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ
τὰς νόσους ἐβάστασεν.

18 Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους
περὶ ἑαυτὸν, προσέταξε νὰ ἀναχωρήσωσιν εἰς τὸ πέραν.

19 Καὶ πλησιάσας εἷς γραμματεὺς,
εἶπε πρὸς αὐτὸν, Διδάσκαλε, θέλω σοὶ
20 ἀκολουθήσει ὅπου ἂν ὑπάγῃς. Καὶ
λέγει πρὸς αὐτὸν ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες ἔχουσι φωλεάς, καὶ τὰ πετεινὰ
τοῦ οὐρανοῦ κατοικίας· ὁ δὲ υἱὸς τοῦ
ἀνθρώπου δὲν ἔχει ποῦ νὰ κλίνῃ τὴν
κεφαλήν.

21 Ἄλλος δὲ ἐκ τῶν μαθητῶν αὐτοῦ
εἶπε πρὸς αὐτὸν, Κύριε, συγχώρησόν
μοι νὰ ὑπάγω πρῶτον καὶ νὰ θάψω
22 τὸν πατέρα μου. Ὁ δὲ Ἰησοῦς εἶπε
πρὸς αὐτὸν, Ἀκολούθει μοι, καὶ ἄφες
τοὺς νεκροὺς νὰ θάψωσι τοὺς ἑαυτῶν
νεκρούς.

23 Καὶ ὅτε εἰσῆλθεν εἰς τὸ πλοῖον,
ἠκολούθησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
24 Καὶ ἰδοὺ, τρικυμία μεγάλη ἔγεινεν ἐν
τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον ἐσκεπάζετο ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ
25 ἐκοιμᾶτο. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἐξύπνισαν αὐτὸν, λέγοντες,
26 Κύριε, σῶσον ἡμᾶς, χανόμεθα. Καὶ
λέγει πρὸς αὐτοὺς, Διὰ τί εἶσθε δειλοὶ, ὀλιγόπιστοι; Τότε σηκωθεὶς ἐπετίμησε τοὺς ἀνέμους καὶ τὴν θάλασσαν,
27 καὶ ἔγεινε γαλήνη μεγάλη. Οἱ
δὲ ἄνθρωποι ἐθαύμασαν, λέγοντες,
Ὁποῖος εἶναι οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν εἰς
αὐτόν!

28 Καὶ ὅτε ἦλθον εἰς τὸ πέραν εἰς τὴν
χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν

16 Εδέ σι ȣνγρύς, ι πρȣ̃ν' ατῖ σ̈ȣ́με̱
τε̱ dιαλόσȣρε̱: εδέ αΰ νdσόρι φρύματ'
ε νdύρα με φιάλ̇ε̱, εδέ σ̈ε̱ρο̃ϊ γ̇ίθ' ατά
17 κ̇ε̱ κίσ̈ινε̱ κέκ̇: κ̇ε̱ τε̱ μbȣ́σ̈ετε̱ τσ̈'έ̱σ̈τε̱
θέ̱νε̱ νγα προφίτι Ισαΐ, κ̇ε̱ θότε̱, Αΰ
μόρι σε̱μȣ́νdατε̱ τόνα, εδέ μbάjτι
λ̇ε̱νγάτατε̱.

18 Εδέ Jισȣ̃ϊ κȣρ πᾶ σ̈ȣ́με̱ γ̇έ̱νdε̱jε
πε̱ρπάρα ϐέτε̱χ̇εσε̱ τί, ȣρδε̱ρο̃ϊ κ̇ε̱ τε̱
σ̈κόν̇ε̱νε̱ πε̱ρτέj.

19 Εδέ ν̇ε̱ σ̈κρόν̇ε̱ς ȣαφρȣ́α ε ι θά
ατῖ, Με̱σόν̇ε̱ς, dοτε̱ ϐίν̇ πράπα τέ̱jε
20 κȣdό κ̇ε̱ τε̱ ϐέσ̈. Εδέ Jισȣ̃ϊ ι θότ'
ατῖ, Δέλ̇πε̱ρατε̱ κάνε̱ σ̈τρόφκα, εδέ
σ̈πέσε̱τ' ε κ̇ιέλιτ φολ̇ε̃: πό ι bῖρ' ι
ν̇ερίȣτ σ' κᾶ κȣ τε̱ πε̱σ̈τέτν̇ε̱ κρύετε̱.

21 Πασταΐ ν̇ε̱ τιάτε̱ρ νγα νdσέ̱νε̱σιτ'
ε ατῖ ι θότε̱, Ζότ, λ̇έ̱-με̱ πε̱ρπάρα
τε̱ ϐέτε τε̱ κλάς νdε̱ ϐάρ̇ τε̱μ-άτε̱.
22 Πό Jισȣ̃ϊ ι θά ατῖ, Ἑjα πας μέ̱jε,
εδέ λ̇έ̱ρε̱ τε̱ ϐdέκȣριτε̱ τε̱ κλάσε̱νε̱
νdε̱ ϐάρ̇ τε̱ ϐdέκȣριτ' ε τύρε.

23 Εδέ κȣρ χ̇ῦρι νdε̱ λ̇ȣ́νdρε̱τ, ι ϐάνε̱
24 πας νdσέ̱νε̱σιτ' ε ατῖ. Εδέ jά τεκ
ȣbε̱ ν̇ε̱ τε̱ρμέτ ι μάθ νdε̱ dε̃τ, κάκ̇ε̱
σᾶ πο μbȣλ̇όνεϊ λ̇ȣ́νdρα νγα ϐάλ̇ε̱τε̱:
25 πό αΰ φλ̇ίντε. Εδέ νdσέ̱νε̱σιτ' ε ατῖ
ι έρθνε̱ πε̱ράνε̱ εδέ ε νγρίτνε̱ ατέ̱,
τȣκε θέ̱νε̱, Ζότ, σ̈πε̱τό-να σε πο
26 χ̇ȣμbάσε̱με̱. Εδέ αΰ ȣ θότε̱ ατύρε,
Πε̱ρσέ jένι φρικατσάρε̱, ο bεσε̱-πάκε̱;
Ατε̱χ̇έρε ȣνγρίτ ε κ̇ε̱ρτο̃ϊ έρε̱ρατ' εδέ
dέτινε̱, εδέ ȣbε̱ bȣνάτσε̱ ε μάδε.
27 Εδέ ν̇έρε̱ζιτε̱ τσ̈ȣdίτεσ̈ινε̱ ε θόσ̈ινε̱,
Τσ̈' φάρε̱ ν̇ερίȣ έ̱σ̈τε̱ κύϊ, κ̇ε̱ εδέ
έρε̱ρατ' εδέ dε̃τι ι dε̱γ̇όν̇ε̱νε̱!

28 Εδέ αΰ κȣρ έρδι μb' άνε̱ τε̱ τέjμε,
νdε̱ δε̃τ τε̱ Γ̇εργ̇εσίνε̱ϐετ, ι dȣ́αλε̱

αὐτὸν δύο δαιμονιζόμενοι, ἐξερχόμενοι
ἐκ τῶν μνημείων, ἄγριοι καθ' ὑπερβολὴν,
ὥστε οὐδεὶς ἠδύνατο νὰ περάση
29 διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ, ἔκραξαν,
λέγοντες, Τί εἶναι μεταξὺ ἡμῶν
καὶ σοῦ, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες
ἐδῶ πρὸ καιροῦ νὰ μᾶς βασανίσῃς;
30 Ἦτο δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων
31 πολλῶν βοσκομένη. Καὶ οἱ δαίμονες
παρεκάλουν αὐτὸν, λέγοντες, Ἐὰν
μᾶς ἐκβάλῃς, ἐπίτρεψον εἰς ἡμᾶς νὰ
ἀπέλθωμεν εἰς τὴν ἀγέλην τῶν χοίρων.
32 Καὶ εἶπε πρὸς αὐτοὺς, Ὑπάγετε.
Καὶ ἐκεῖνοι ἐξελθόντες ὑπῆγαν εἰς τὴν
ἀγέλην τῶν χοίρων. Καὶ ἰδοὺ, ὥρμησε
πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ
κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον
33 ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες
ἔφυγον, καὶ ἐλθόντες εἰς τὴν πόλιν
ἀπήγγειλαν πάντα, καὶ τὰ τῶν δαιμονιζομένων.
34 Καὶ ἰδοὺ, πᾶσα ἡ πόλις
ἐξῆλθεν εἰς συνάντησιν τοῦ Ἰησοῦ· καὶ
ἰδόντες αὐτὸν, παρεκάλεσαν νὰ μεταβῇ
ἀπὸ τῶν ὁρίων αὐτῶν.

Κεφ. θ'.

1 ΚΑΙ ἐμβὰς εἰς τὸ πλοῖον διεπέρασε,
καὶ ἦλθεν εἰς τὴν ἑαυτοῦ πόλιν.
2 Καὶ ἰδοὺ, ἔφερον πρὸς αὐτὸν παραλυτικὸν
κείμενον ἐπὶ κλίνης· καὶ
ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν,
εἶπε πρὸς τὸν παραλυτικὸν, Θάῤῥει,
τέκνον· συγκεχωρημέναι εἶναι εἰς σὲ
3 αἱ ἁμαρτίαι σου. Καὶ ἰδοὺ, τινὲς ἐκ
τῶν γραμματέων εἶπον καθ' ἑαυτοὺς,
4 Οὗτος βλασφημεῖ. Καὶ ἰδὼν ὁ Ἰησοῦς
τοὺς διαλογισμοὺς αὐτῶν, εἶπε, Διὰ
τί σεῖς διαλογίζεσθε πονηρὰ ἐν ταῖς
5 καρδίαις ὑμῶν; Διότι τί εἶναι εὐκολώτερον,
νὰ εἴπω, Συγκεχωρημέναι
εἶναι αἱ ἁμαρτίαι σου, ἢ νὰ εἴπω,
6 Ἐγέρθητι καὶ περιπάτει; Ἀλλὰ διὰ
νὰ γνωρίσητε ὅτι ἐξουσίαν ἔχει ὁ

περ̱πάρα dύ τε̱ dιαλόσȣρε̱ dάλ̇ε̱ νγα
ϐάρ̇ετε̱, φόρτ τε̱ έγε̱ρε̱, κάκ̇ε̱ σᾶ
σ' μȣ́ντ τε̱ σ̈κόντε ν̇ερῖ πε̱ράνε̱ ασᾶῖ
29 ȣ́δε. Εδέ jά τεκ bε̱ρτίτνε̱ τȣκε θέ̱νε̱,
Τσ̈' κε̃ με νε̃ εδέ τί, ο Jισȣ, ι Βίρ' ι
Περ̱νdίσε̱; έρδε κε̱τȣ́ πε̱ρπάρα κόχ̇ε̱σε̱
30 κ̇ε̱ τε̱ να μȣνdόν̇τσ̈; Εδέ λ̇άρκ ατύρ̇ε
ίσ̈τε ν̇ε̱ τȣ́ρμ' ε μάδε dέρ̇ασ̈ τȣκε
31 κȣλότȣρε̱. Εδέ dιάjτ' ι λ̇ȣ́τεσ̈ιν' ατῖ,
ε ι θόσ̈ινε̱, Νdε̱ να νdσιέρ̇τσ̈ κ̇ε̱ κε̱τέ̱j,
λ̇έ̱-να τε̱ σ̈κόϊμε̱ νdε̱ τȣ́ρμε̱τ τε̱ dέρ̇αϐετ.
32 Εδέ αῦ ȣ θά ατύρε, Σ̈κόνι.
Εδέ ατά dȣ́αλνε̱ ε σ̈κȣ́ανε̱ νdε̱ τȣ́ρμε̱τ
τε̱ dέρ̇αϐετ. Εδέ jά γ̇ίθε̱ τȣ́ρμ' ε
dέρ̇αϐετ τεκ ȣτȣ̃ρ̇ νγα γρεμίνα,
ε ράνε̱ νdε̱ dε̃τ, εδέ νγόρθνε̱ νdε̱ρ
33 ȣ́jε̱ρατ. Εδέ bαρίν̇τε̱ ίκνε̱ ε έρθνε̱
νdε̱ κ̇υτέτ, ε δάνε̱ ζ̧ε̱ περ τε̱ γ̇ίθα, εδέ
34 περ πȣ́νε̱τ τε̱ dιαλόσȣρε̱ϐετ. Ε̱δέ jά
γ̇ίθε̱ κ̇υτέτι τε dόλι πε̱ρπάρα Jισȣ̃ῖτ:
εδέ κȣρ πᾶν' ατέ̱, ι ȣλ̇ȣ́τνε̱ ατῖ κ̇ε̱
τε̱ dάλ̇ε̱ νγα σινόρετ' ε ατύρ̇ε.

Κρε̃ῖ 9.

1 Εδέ αῦ σι χ̇ύρι νdε̱ λ̇ȣ́νdρε̱τ ȣχ̇όθ
πε̱ρτέj, ε έρδι νdε̱ κ̇υτέτ τε̱ τῖ.

2 Εδέ jά τεκ ι πρȣ́νε̱ ν̇ε̱ ȣλ̇όκ dέργ̇ȣρε̱
μbι σ̈τράτ: εδέ Jισȣ̃ῖ σι πᾶ
bέσε̱ν' ε ατύρ̇ε, ι θά ȣλ̇όγȣτ, Μέρ̇
ζ̧έμε̱ρε̱, ο bῖρ: τε̱ jάνε̱ φάλ̇ȣρε̱ φάjετ'
3 ε τȣ́α. Εδέ jά τσά νγα σ̈κρόν̇ε̱σιτε̱
τε θάνε̱ με ϐέτε̱χ̇εν' ε τύρ̇ε,
4 σε Κύϊ πο ϐλασφιμίς. Εδέ Jισȣ̃ῖ σι
πᾶ μενdίμετ' ε ατύρ̇ε, θά, Πε̱ρσέ
μενdόχ̇ι jȣ́ πȣνε̱ρα τε̱ λ̇ίγα νdε̱ρ̇
5 ζ̧έμε̱ρατ τȣ́αjα; Σεπσέ τσ̈'έ̱σ̈τε̱ με̱̃
κολάϊ τε̱ θέμ, Τ' ȣφάλ̇νε̱ φάjετ' ε
τȣ́α: από τε̱ θέμ, Νγρέȣ ε έτσε̱;
6 Πό κ̇ε̱ τα dίνι σε ι Βίρ' ι ν̇ερίȣτ κᾶ

Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς νὰ συγχωρῇ ἁμαρτίας, (τότε λέγει πρὸς τὸν παραλυτικὸν,) Ἐγερθεὶς, σήκωσον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν
7 οἶκόν σου. Καὶ ἐγερθεὶς, ἀνεχώρησεν
8 εἰς τὸν οἶκον αὐτοῦ. Ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, ὅστις ἔδωκε τοιαύτην ἐξουσίαν εἰς τοὺς ἀνθρώπους.

9 Καὶ διαβαίνων ὁ Ἰησοῦς ἐκεῖθεν, εἶδεν ἄνθρωπον καθήμενον εἰς τὸ τελώνιον, Ματθαῖον λεγόμενον· καὶ λέγει πρὸς αὐτὸν, Ἀκολούθει μοι. Καὶ
10 σηκωθεὶς ἠκολούθησεν αὐτόν. Καὶ ἐνῷ ἐκάθητο εἰς τὴν τράπεζαν ἐν τῇ οἰκίᾳ, ἰδοὺ, πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνεκάθηντο μετὰ τοῦ Ἰησοῦ
11 καὶ τῶν μαθητῶν αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον πρὸς τοὺς μαθητὰς αὐτοῦ, Διὰ τί ὁ διδάσκαλος ὑμῶν τρώγει μετὰ τῶν τελωνῶν καὶ ἁμαρ-
12 τωλῶν; Ὁ δὲ Ἰησοῦς ἀκούσας, εἶπε πρὸς αὐτοὺς, Δὲν ἔχουσι χρείαν ἰατροῦ οἱ ὑγιαίνοντες, ἀλλ' οἱ πάσχον-
13 τες. Ὑπάγετε δὲ καὶ μάθετε τί εἶναι, Ἔλεον θέλω, καὶ οὐχὶ θυσίαν· διότι δὲν ἦλθον διὰ νὰ καλέσω δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

14 Τότε ἔρχονται πρὸς αὐτὸν οἱ μαθηταὶ τοῦ Ἰωάννου, λέγοντες, Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλὰ, οἱ δὲ μαθηταί σου δὲν νη-
15 στεύουσι; Καὶ εἶπε πρὸς αὐτοὺς ὁ Ἰησοῦς, Μήπως δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νὰ πενθῶσιν, ἐνόσῳ εἶναι μετ' αὐτῶν ὁ νυμφίος; θέλουσιν ὅμως ἔλθει ἡμέραι, ὅταν ἀφαιρεθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε θέλουσι νη-
16 στεύσει. Καὶ οὐδεὶς βάλλει ἐπίῤῥαμμα ἀγνάφου πανίου ἐπὶ ἱμάτιον παλαιόν· διότι ἀφαιρεῖ τὸ ἀναπλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ γίνεται σχίσμα
17 χειρότερον. Οὐδὲ βάλλουσιν οἶνον νέον

πȣσ̈τέτ μbι δε̃τ τε̰ φάλ̇ε̰ φάjε, (ατε̰χ̇έρε ι θότ' ȣλ̇όγȣτ,) Νγρέȣ ε μέρ̇ μbε̰ κράχ̇ε̰ σ̈τράτινε̰ τέ̰ντ, εδέ έτσε̰ νdε̰ σ̈τε̰-
7 πῖτ τέ̰νdε. Εδέ αὖ ȣνγρίτ ε ϐάτε νdε̰
8 σ̈τε̰πῖ τε̰ τῖ. Εδέ γ̇έ̰νdε̰jατε̰ κȣρ πάνε̰ ȣτσ̈ȣdίτνε̰, εδέ λ̇αϐdȣ́ανε̰ Περε̰νdίνε̰, κ̇ε̰ ȣ δά ν̇έρε̰ζετ τε̰ τίλε̰ πȣσ̈τέτ.

9 Εδέ τȣκε σ̈κȣ́αρε̰ Jισȣ̃ϊ ανdε̃j, πᾶ ν̇ε̰̃ ν̇ερῖ κ̇ε̰ θȣ́χ̇εϊ Ματθέ, τȣκε νdέν̇ȣρε̰ νdε̰ κȣμέρκ̇: εδέ ι θότε̰, 'Fjα πας μέjε. Εδέ αὖ ȣνγρίτ ε ι ϐάτε
10 πας. Εδέ κȣρ πο ῤίντε νdε̰ με̰σάλε̰ νdε̰ σ̈τε̰πῖ, jά τεκ έρθνε̰ σ̈ȣ́με̰ κȣμερκ̇άρε̰ ε φαjτόρε̰, εδέ ῤίνινε̰ νdε̰ με̰σάλε̰ bάσ̈κε̰ με Jισȣνε̰ εδέ με
11 νdσέ̰νε̰σιτ' ε ατῖ. Εδέ Φαρισέν̇τε̰ κȣρ πάνε̰, ȣ θάνε̰ νdσέ̰νε̰σε̰ϐετ ατῖ, Πε̰ρσέ με̰σόν̇ε̰σι jȣ́αϊ χ̇ᾶ bάσ̈κε̰
12 με κȣμερκ̇άρε̰ ε με φαjτόρε̰; Πό Jισȣ̃ϊ κȣρ dε̰γ̇ȣ̃ϊ ȣ θά ατύρε, Ατά κ̇ε̰ jάνε̰ τε̰ σ̈ε̰νdόσ̈ε̰ σ'κάνε̰ νεϐόjε̰ πε̰ρ μιέκε̰ς, πό ατά κ̇ε̰ κάνε̰ κέκ̇.
13 Εδέ σ̈κόνι ε με̰σόνι τȣ̃' έ̰σ̈τε̰, Dȣ́α πε̰ρdε̰λίμ, ε jό κȣρbάν: σεπσέ σ' κάμ άρδȣρε̰ τε θε̰ρ̇ές τε̰ dρέϊτε̰ νdε̰ πενdίμ, πό φαjτόρε̰.

14 Ατε̰χ̇έρε̰ ϐίν̇ε̰νε̰ τεκ αὖ νdσέ̰νε̰σιτ' ε Jοάννιτ, ε ι θόνε̰, Πε̰ρσέ νά εδέ Φαρισέν̇τ' αγ̇ε̰ρόϊμε̰ σ̈ȣ́με̰, πό νdσέ̰νε̰-
15 σιτ' ε τȣ̃ νȣκ' αγ̇ε̰ρόν̇ε̰νε̰; Εδέ Jισȣ̃ϊ ȣ θά ατύρε, Σος μȣ́ντ τε̰ μbάν̇ε̰νε̰ ζῖ dιέλ̇μτ' ε σ̈τε̰πίσε̰ δέ̰νdε̰ρ̇ιτ γ̇ερ σᾶ τε̰ jέτε̰ δέ̰νdε̰ρ̇ι bάσ̈κε̰ με ατά; πό dοτε̰ ϐίν̇ε̰νε̰ dίτ, κȣρ τε̰ χ̇ίκ̇ετε̰
16 δέ̰νdε̰ρ̇ι νγα ατά, εδέ ατε̰χ̇έρε dοτ' αγ̇ε̰ρόν̇ε̰νε̰. Εδέ ασνdον̇ε̰̃ νȣκε̰ ϐέ̰ άρνε̰ πε̰λ̇χ̇ȣρε τε̰ ρε̃ μbι ῤόbε τε̰ ϐιέτε̰ρε̰: σεπσέ χ̇έκ̇ τε̰ μbȣ̇σ̈ȣρ̇ιτ' ε ασᾶϊ νγα ῤόbε̰jα, εδέ τε̰ γρίσȣριτε̰
17 bέ̰νετε̰ με̰̃ τε̰ κέκ̇. Εδέ ας νȣκε̰ ϐέ̰νε̰

BSh

εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, σχίζονται
οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχέεται,
καὶ οἱ ἀσκοὶ φθείρονται· ἀλλὰ βάλλουσιν
οἶνον νέον εἰς ἀσκοὺς νέους,
καὶ ἀμφότερα διατηροῦνται.

18 Ἐνῷ αὐτὸς ἐλάλει ταῦτα πρὸς αὐτούς,
ἰδού, ἄρχων τις ἐλθὼν προσεκύνει
αὐτόν, λέγων, Ὅτι ἡ θυγάτηρ μου
ἐτελεύτησε πρὸ ὀλίγου· ἀλλὰ ἐλθὲ καὶ
βάλε τὴν χεῖρά σου ἐπ' αὐτήν, καὶ
19 θέλει ζήσει. Καὶ σηκωθεὶς ὁ Ἰησοῦς
ἠκολούθησεν αὐτόν, καὶ οἱ μαθηταὶ
αὐτοῦ,
20 Καὶ ἰδού, γυνὴ αἱμοῤῥοοῦσα δώδεκα
ἔτη, πλησιάσασα ὄπισθεν, ἤγγισε τὸ
21 ἄκρον τοῦ ἱματίου αὐτοῦ. Διότι ἔλεγε
καθ' ἑαυτήν, Ἐὰν μόνον ἐγγίσω τὸ
22 ἱμάτιον αὐτοῦ, θέλω σωθῆ. Ὁ δὲ Ἰησοῦς
ἐπιστραφείς, καὶ ἰδὼν αὐτήν,
εἶπε, Θάῤῥει, θύγατερ· ἡ πίστις σου
σὲ ἔσωσε. Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς
ὥρας ἐκείνης.

23 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν
τοῦ ἄρχοντος, καὶ ἰδὼν τοὺς αὐλητάς,
24 καὶ τὸν ὄχλον θορυβούμενον, λέγει
πρὸς αὐτούς, Ἀναχωρεῖτε· διότι δὲν
ἀπέθανε τὸ κοράσιον, ἀλλὰ κοιμᾶται.
25 Καὶ κατεγέλων αὐτόν. Ὅτε δὲ ἐξεβλήθη
ὁ ὄχλος, εἰσελθὼν ἐπίασε τὴν
χεῖρα αὐτῆς· καὶ ἐσηκώθη τὸ κοράσιον.
26 Καὶ διεδόθη ἡ φήμη αὕτη εἰς ὅλην
τὴν γῆν ἐκείνην.
27 Καὶ ἐνῷ ἀνεχώρει ἐκεῖθεν ὁ Ἰησοῦς,
ἠκολούθησαν αὐτὸν δύο τυφλοί, κράζοντες
καὶ λέγοντες, Ἐλέησον ἡμᾶς,
28 υἱὲ τοῦ Δαβίδ. Καὶ ὅτε εἰσῆλθεν εἰς
τὴν οἰκίαν, ἐπλησίασαν εἰς αὐτὸν οἱ
τυφλοί, καὶ λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,
Πιστεύετε ὅτι δύναμαι νὰ κάμω
τοῦτο; Λέγουσι πρὸς αὐτόν, Ναί, Κύριε.
29 Τότε ἤγγισε τοὺς ὀφθαλμοὺς αὐ-

ϐέρε̱ τε̱ ρε̃ νdε̱ κατσέκε̱ τε̱ ϐιέτε̱ρε̱:
σεπσέ νdε̱ ϐέ̱ντσ̈ινε̱, κατσέκε̱τε̱ τσ̈ίρενε̱,
εδέ ϐέρα dέρδετε̱, εδέ κατσέκε̱τε̱
ϐdίρενε̱: πό ϐέ̱νε̱ ϐέρε̱ τε̱
ρε̃ νdε̱ κατσέκε̱ τε̱ ρίj. εδέ κε̱σ̈τȣ
ρȣ́χ̇ενε̱ τε̱ dȣ̃jα.
18 Τε πο ȣ φλ̇ίστε αΰ ατύρε κε̱τό,
jά τεκ έρδι ν̇ε̱ ι πάρε̱, εδέ ι φάλ̇εϊ
ατῖ, τȣκε θέ̱νε̱, Σε ιμε-bίjε̱ ϐdίκ̇
νdασ̈τί: πό έjα ε ϐέ̱ρε̱ dόρε̱νε̱ τέ̱νdε
19 μbι ατέ̱, εδέ dοτε̱ ρ̇όν̇ε̱. Εδέ Jισȣ̃ϊ
ȣνγρίτ ε ϐάτε πράπα ατῖ, bάσ̈κε̱ με
νdσέ̱νε̱σιτ' ε ατῖ.
20 Εδέ jά ν̇ε̱ γρȣ́α κ̇ε̱ ι ρ̇ίθτε γ̇άκ
νγα ϐέτε̱χ̇ε̱jα dυ-μbε̱-δίετε̱ ϐιέτ,
ȣαφρȣ́α πράπα, ε πρέκȣ τσέπιν' ε
21 ρ̇όbεσ' ατῖ. Σεπσέ θόσ̈τε με ϐέτε̱χ̇εν'
ε σᾶϊ, σε Βέτε̱με̱ νdε̱ πρέκτσ̈α
22 ρ̇όbεν' ε ατῖ, dοτε̱ σ̈ε̱ρόνεμ. Εδέ
Jισȣ̃ϊ κȣρ ȣκε̱θύε, ε πᾶ ατέ̱, θά, Κιj
ζέμε̱ρε̱, ο bίjε̱: bέσα jότε τε̱ σ̈πε̱τõϊ.
Εδέ γρȣ́αjα σ̈πε̱τõϊ κ̇ε̱ μb' ατέ̱
χ̇έρε̱.
23 Εδέ Jισȣ̃ϊ πασσί έρδι νdε̱ σ̈τε̱πῖτ
τε̱ πάριτ, εδέ πᾶ ατά κ̇ε̱ ȣ bίνινε̱
φύε̱jετ, εδέ γ̇έ̱νdε̱jενε̱ τȣκε bέ̱ρε̱
24 γ̇έ̱με̱, ȣ θότ' ατύρε, Ἴκνι: σεπσέ
ϐάσ̈ε̱ζα σ' κᾶ ϐdέκȣρε̱, πό πο φλ̇ε̱.
25 Πό ατά ε πε̱ρκ̇έσ̈νιν' ατε̱. Εδέ
γ̇έ̱νdε̱jα σι dȣ́αλ jάσ̈τε̱, χ̇ύρι εδέ ε ζȣ̃ρι
26 πε̱ρ dόρε: εδέ ϐάσ̈ε̱ζα ȣνγρίτ. Εδέ
κύϊ ζε̱ dόλι νdε̱πε̱ρ γ̇ίθ' ατε̱ δε̃.
27 Εδέ Jισȣ̃ϊ τȣκε ίκȣρ' ανdε̃j, ι ϐάνε̱
πράπα dύ τε̱ ϐέρbȣρε̱, τȣκε κλ̇ίθȣρ'
ε τȣκε θέ̱νε̱, Πε̱ρdε̱λέ-να, ο bίρ' ι
28 Δαϐίδιτ. Εδέ αΰ κȣρ έρδι νdε̱ σ̈τε̱πῖτ,
ι έρθνε̱ πε̱ράν' ατῖ τε̱ ϐέρbȣριτε̱,
εδέ Jισȣ̃ϊ ȣ θότ' ατύρε. Μbεσόνι σε
μȣ́ντ τα bέ̱ν̇ κε̱τέ̱ ȣνε̱; Ατά ι θόν'
29 ατῖ, Πό, Ζότ. Ατε̱χ̇έρε πρέκȣ σῦτ'ε

τῶν, λέγων, Κατὰ τὴν πίστιν σας ἂς
30 γείνῃ εἰς ὑμᾶς. Καὶ ἠνοίχθησαν αὐτῶν
οἱ ὀφθαλμοί. Προσέταξε δὲ αὐτοὺς
ἐντόνως ὁ Ἰησοῦς, λέγων, Προσέχετε
31 ἂς μὴ ἐξεύρῃ τοῦτο μηδείς. Ἀλλ' ἐκεῖνοι
ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν
ὅλῃ τῇ γῇ ἐκείνῃ.

32 Ἐνῷ δὲ αὐτοὶ ἐξήρχοντο, ἰδού, ἔφεραν
πρὸς αὐτὸν ἄνθρωπον κωφὸν δαι-
33 μονιζόμενον. Καὶ ἀφοῦ ἐξεβλήθη τὸ
δαιμόνιον, ἐλάλησεν ὁ κωφός· καὶ
ἐθαύμασαν οἱ ὄχλοι, λέγοντες, Ὅτι
ποτὲ δὲν ἐφάνη τοιοῦτον ἐν τῷ Ἰσραήλ.
34 Οἱ δὲ Φαρισαῖοι ἔλεγον, Διὰ τοῦ ἄρχοντος
τῶν δαιμονίων ἐκβάλλει τὰ
δαιμόνια.

35 Καὶ περιήρχετο ὁ Ἰησοῦς τὰς πόλεις
πάσας καὶ τὰς κώμας, διδάσκων
ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύττων
τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ
θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν
36 ἀσθένειαν ἐν τῷ λαῷ. Ἰδὼν δὲ τοὺς
ὄχλους, ἐσπλαγχνίσθη δι' αὐτούς· διότι
ἦσαν ἐκλελυμένοι καὶ ἐσκορπισμένοι ὡς
37 πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε
λέγει πρὸς τοὺς μαθητὰς αὐτοῦ. Ὁ
μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται
38 ὀλίγοι· παρακαλέσατε λοιπὸν τὸν κύριον
τοῦ θερισμοῦ, διὰ νὰ ἀποστείλῃ
ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

ατύρεβε, τȣκε θέ̱νε̱, Πας bέσε̱σε̱ τȣαῒ
30 ȣbέ̱φτε̱ μbε̱ jȣ. Εδέ ȣχ̇άπνε̱ σῦτ' ε
ατύρεβε. Εδέ Jισȣ̃ῒ ι ποροσίτι ατά
σ̈τρε̱νγȣ́αρσ̈ιμ, τȣκε θέ̱νε̱, Σ̈ικόνι μος
31 τα μάρ̇ε̱ bέσ̈ ν̇ερῖ κε̱τέ̱. Πό ατά ποσᾶ
dȣαλνε̱ δάνε̱ ζε̱̃ πε̱ρ ατέ̱ νdε̱πε̱ρ γ̇ίθ'
ατέ̱ δε̃.

32 Εδέ ατά κȣρ πο dί̇λινε̱, jά τεκ
ι πρȣ̃ν' ατῖ ν̇ε̱ ν̇ερῖ σ̈ȣρθ τε̱ dιαλόσȣρε̱.
33 Εδέ dιᾶλι σι ȣνdσȣ́αρ,φόλ̃ι
σ̈ȣ́ρδι: εδέ γ̇έ̱νdε̱jα ȣτσ̈ȣdίτνε̱, τȣκε
θέ̱νε̱, Σε κȣ́ρ̇ε̱ νdον̇ε̱χέρε̱ νȣκ' έ̱σ̈τε̱
34 πάρε̱ κε̱σ̈τȣ́ νdε̱ Ισραΐλ. Πό Φαρισέν̇τε̱
θόσ̈ινε̱, σε Με άνε̱ τε̱ πάριτ
dιάjβετ νdσίερ dιάjτε̱.

35 Εδέ Jισȣ̃ῒ σ̈κόντε πε̱ρκ̇άρκ γ̇ίθε̱
κ̇υτέτεβετ ε κρυε-φσ̈άτε̱ραβετ, τȣκε
με̱σȣ́αρε̱ νdε̱πε̱ρ σιναγογ̇ῖτ τ' ατύρε,
εδέ τȣκε λ̇ετσ̈ίτȣρ' ȣνγ̇ῖλιν' ε μbε̱ρετε̱ρίσε̱,
εδέ τȣκε σ̈ε̱ρȣ́αρε̱ τσ̈' dό
σε̱μȣ́νdε̱ ε τσ̈' dό λ̇ε̱νγάτε̱ νdε̱
36 γ̇έ̱νdε̱jετ. Εδέ κȣρ πᾶ γ̇έ̱νdε̱jενε̱, ι
ȣδέ̱μπ πε̱ρ ατά; σεπσέ ίσ̈ινε̱ λ̇όδȣρ'
ε πε̱ρνdάρε̱ ποσί δέ̱ν κ̇ε̱ σ' κάνε̱
37 bαρῖ. Ατε̱χ̇έρε ȣ θότε̱ νdσέ̱νε̱σε̱βετ
τῖ. Τε̱ κόρ̇ε̱τ' έ̱σ̈τε̱ σ̈ȣμε̱, πό πȣνε̱τόρε̱τε̱
38 jάνε̱ τε̱ πάκε̱: λ̇ȣ́τȣνι πρᾶ τε̱
ζότιτ τε̱ κόρ̇ιτ, κ̇ε̱ τε̱ νdσιέρ̇ε̱
πȣνε̱τόρε̱ πε̱ρ τε̱ κόρ̇ιτ τε̱ τῖ.

Κεφ. ι.—ιά.

1 ΚΑΙ προσκαλέσας τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν εἰς αὐτοὺς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε νὰ ἐκβάλλωσιν αὐτά, καὶ νὰ θεραπεύωσι πᾶσαν νόσον καὶ πᾶσαν ἀσθένειαν.

2 Τὰ δὲ ὀνόματα τῶν δώδεκα Ἀποστόλων εἶναι ταῦτα· πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ

Κρε̱̃ῒ 10—11.

1 Εδέ σι θίρ̇ι τε̱ dυ-μbε̱-δίετε̱ νdσέ̱νε̱σιτ' ε τί, ȣ δά ατύρε πȣσ̈τέτ πε̱ρμbί φρύματ' ε νdύρα, κ̇ε̱ τ' ι νdσιέρ̇ε̱ν' ατό, εδέ τε̱ σ̈ε̱ρόν̇ε̱νε̱ τσ̈' dό σε̱μȣ́νdε̱ ε τσ̈' dό λ̇ε̱νγάτε̱.

2 Εδέ έμε̱ρατ' ε τε̱ dυ-μbε̱-δίετ' Αποστόjβετ jάνε̱ κε̱τά: ι πάρι, Σιμόνι κ̇ε̱ θȣχ̇ετε̱ Πιέτρε̱, εδέ Ανδρέȣ ι

ἀδελφὸς αὐτοῦ· Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου,
καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ.
3 Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς,
καὶ Ματθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ
τοῦ Ἀλφαίου, καὶ Λεββαῖος ὁ ἐπονομασθεὶς
4 Θαδδαῖος· Σίμων ὁ Κανανίτης,
καὶ Ἰούδας ὁ Ἰσκαριώτης, ὅστις καὶ
παρέδωκεν αὐτόν.

5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ
Ἰησοῦς, καὶ παρήγγειλεν εἰς αὐτούς,
λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ὑπάγητε,
καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·
6 ὑπάγετε δὲ μᾶλλον πρὸς τὰ πρόβατα
τὰ ἀπολωλότα τοῦ οἴκου Ἰσραήλ.
7 Καὶ ὑπάγοντες κηρύττετε, λέγοντες,
Ὅτι ἐπλησίασεν ἡ βασιλεία τῶν οὐρανῶν.
8 Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς
καθαρίζετε, νεκροὺς ἐγείρετε,
δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε,
9 δωρεὰν δότε. Μὴ ἔχετε χρυσὸν, μηδὲ
ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας
10 ὑμῶν· μὴ σακκίον διὰ τὴν ὁδὸν, μηδὲ
δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ
ῥάβδον· διότι ὁ ἐργάτης εἶναι ἄξιος
τῆς τροφῆς αὐτοῦ.

11 Εἰς ὁποίαν δὲ πόλιν ἢ κώμην εἰσέλθητε,
ἐξετάσατε τίς εἶναι ἄξιος ἐν
αὐτῇ, καὶ ἐκεῖ μείνατε ἑωσοῦ ἐξέλθητε.
12 Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, χαιρετήσατε
13 αὐτήν. Καὶ ἐὰν μὲν ἡ οἰκία
ἦναι ἀξία, ἂς ἔλθῃ ἡ εἰρήνη σας ἐπ'
αὐτήν· ἀλλ' ἐὰν δὲν ἦναι ἀξία, ἡ εἰρήνη
14 ὑμῶν ἂς ἐπιστρέψῃ εἰς ὑμᾶς. Καὶ
ὅστις δὲν σᾶς δεχθῇ, μηδὲ ἀκούσῃ
τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας,
ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε
τὸν κονιορτὸν τῶν ποδῶν σας.

15 Ἀληθῶς σᾶς λέγω, Ἐλαφροτέρα θέλει
εἶσθαι ἡ τιμωρία ἐν ἡμέρᾳ κρίσεως εἰς
τὴν γῆν τῶν Σοδόμων καὶ Γομόῤῥων,
παρὰ εἰς τὴν πόλιν ἐκείνην.

βε̣λᾶϊ ατί: Jακόβι ι bῖρι Ζεβεδέȣτ,
3 εδέ Jοάννι ι βε̣λᾶϊ ατῖ. Φιλίππι, εδέ
Βαρθολομέȣ: Θομάϊ, εδέ Ματθέ
κȣμερκ̇άρι: Jακόβι ι bῖρι Αλφέȣτ,
εδέ Λ̇εββέȣ κ̇ε̣ ȣκ̇jȣ́αϊτι πε̣ρμbιέμε̣ρε̣
4 Θαδδέ: Σιμόν Κανανίτι, εδέ Jȣ́δε̣
Ισκαριότι, αΰ κ̇ε̣ ε τραθτõϊ ατέ̣.

5 Κε̣τά τε̣ dυ-μbε̣-δίετε̣ dε̣ργõϊ Jισȣ̃ϊ,
πασσί ι ποροσίτι ατά, τȣκε
θέ̣νε̣, Μος σ̈κόνι μb' ȣ́δε̣ γ̇ε̣ντάρε̣σ̈,
εδέ μος χ̇ύνι νdε̣ κ̇υτέτ Σαμαρίτε̣σ̈:
6 πό με̣̈ τέπε̣ρε̣ σ̈κόνι νdε̣πε̣ρ δέ̣ντ τε̣
7 χ̇ȣ́μbȣρα τε̣ σ̈τε̣πίσε̣ Ισραΐλ̇ιτ. Εδέ
τȣκε βάτȣρε̣, λ̇ετσ̈ίτνι, τȣκε θέ̣νε̣,
Σε ȣαφρȣ́α μbε̣ρετε̣ρΐ' ε κ̇ιέ̣jεβετ.
8 Σ̈ε̣ρόνι τε̣ σε̣μȣ́ρε̣, κ̇ε̣ρόνι τε̣ κρ̇ομόσȣρε̣,
νγ̇άλνι τε̣ βdέκȣρε̣, νdσίρνι
dιάj: δȣρε̣τΐ μȣ́αρτε̣, δȣρε̣τΐ έπνι.
9 Μος κίνι ᾶρ, ας αργ̇έ̣ντ, ας ράμε
10 νdε̣πε̣ρ bρέζατ τȣ́αϊ: μος κίνι τράστε̣
μb' ȣ́δε̣, ας dῦ ρ̇όbε, ας κε̣πȣ́τσε̣,
ας στάπ: σεπσέ πȣνε̣τόρι ε βε̣jέν
ȣσ̈κ̇ίμιν' ε τΐ.

11 Εδέ μbε̣ τσ̈' dό κ̇υτέτ α κρυε-φσ̈άτ
κ̇ε̣ τε̣ χ̇ῦνι, βε̣σ̈γόνι τσίλ̇ι έ̣σ̈τ' ι βε̣jέτȣρε̣
νd' ατέ̣: εδέ jίτνι ατιέ γ̇ερ
12 σᾶ τε̣ dίλ̇νι. Εδέ κȣρ τε̣ χ̇ῦνι νdε̣
13 σ̈τε̣πΐτ, πε̣ρσ̈ε̣νdέτνι ατέ̣. Εδέ νdε̣
κ̇όφτε̣ σ̈τε̣πία ε βε̣jέτȣρε̣, πακ̇τίμι
jȣ́αϊ λ̇ετε̣ βίν̇ε̣ μb' ατέ̣: πό νdε̣ μος
κ̇όφτε̣ ε βε̣jέτȣρε̣, πακ̇τίμι jȣ́αϊ ȣκε̣θέφτε̣
14 μbε̣ jȣ. Εδέ αΰ κ̇ε̣ τε̣ μος
ȣ̈ πρέσε̣ jȣ́βε, ας τε̣ μος dε̣γ̇όν̇ε̣
φιάλ̇ε̣τε̣ τȣ́αjα, κȣρ τε̣ dίλ̇νι πρέϊ
ασᾶϊ σ̈τε̣πίε, α πρέϊ ατΐ κ̇υτέτι,
σ̈κȣ́ντνι πλ̇ȣ́χ̇ȣριν' ε κέ̣μbε̣βετ τȣ́αjα.
15 Με τε̣ βε̣ρτέτε̣ πο ȣ θέμ jȣ́βε, σε
Με̣̈ ι dȣρȣ́αρσ̈ιμ dοτε̣ jέτε̣ μȣνdίμι μbε̣
δε̣̆ τε̣ Σοδόμε̣βετ ε τε̣ Γομόρρε̣βετ
νdε̣ dίτε̣ τε̣ γ̇ῦκ̇ιτ, σε μb' ατέ̣ κ̇υτέτ.

16 Ἰδού, ἐγὼ σᾶς ἀποστέλλω ὡς πρόβατα
ἐν μέσῳ λύκων· γίνεσθε λοιπὸν
φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἁπλοῖ ὡς αἱ
17 περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν
ἀνθρώπων· διότι θέλουσι σᾶς παραδώσει
εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς
αὐτῶν θέλουσι σᾶς μαστιγώσει·
18 καὶ ἐνώπιον ἔτι ἡγεμόνων καὶ βασιλέων
θέλετε φερθῆ ἕνεκεν ἐμοῦ, πρὸς
μαρτυρίαν εἰς αὐτοὺς καὶ εἰς τὰ ἔθνη.
19 Ὅταν δὲ σᾶς παραδίδωσι, μὴ μεριμνήσητε
πῶς, ἢ τί θέλετε λαλήσει·
διότι θέλει σᾶς δοθῆ ἐν ἐκείνῃ τῇ ὥρᾳ
20 τί πρέπει νὰ λαλήσητε. Ἐπειδὴ σεῖς
δὲν εἶσθε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα
τοῦ Πατρὸς ὑμῶν, τὸ ὁποῖον λαλεῖ ἐν
21 ὑμῖν. Θέλει δὲ παραδώσει ἀδελφὸς ἀδελφὸν
εἰς θάνατον, καὶ πατὴρ τέκνον·
καὶ θέλουσιν ἐπαναστῇ τέκνα κατὰ γονέων,
καὶ θέλουσι θανατώσει αὐτούς.
22 Καὶ θέλετε εἶσθαι μισούμενοι ὑπὸ
πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας
ἕως τέλους, οὗτος θέλει σωθῆ.
23 Ὅταν δὲ σᾶς διώκωσιν ἐν τῇ πόλει
ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην· διότι
ἀληθῶς σᾶς λέγω, Δὲν θέλετε τελειώσει
τὰς πόλεις τοῦ Ἰσραήλ, ἑωσοῦ
ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου.

24 Δὲν εἶναι μαθητὴς ἀνώτερος τοῦ διδασκάλου,
οὐδὲ δοῦλος ἀνώτερος τοῦ
25 κυρίου αὐτοῦ. Ἀρκετὸν εἶναι εἰς τὸν
μαθητὴν νὰ γείνῃ ὡς ὁ διδάσκαλος αὐτοῦ,
καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ.
Ἐὰν τὸν οἰκοδεσπότην ὠνόμασαν Βεελζεβούλ,
πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς
26 αὐτοῦ; Μὴ φοβηθῆτε λοιπὸν αὐτούς·
διότι δὲν εἶναι οὐδὲν κεκαλυμμένον,
τὸ ὁποῖον δὲν θέλει ἀνακαλυφθῇ· καὶ
κρυπτόν, τὸ ὁποῖον δὲν θέλει γνωσθῇ.
27 Ὅ, τι σᾶς λέγω ἐν τῷ σκότει, εἴπατε

16 Jά τε πο ȣ dε̱ργόν̇ ȣ́νε̱ jȣ́ϐε ποσί
δέ̱ν νdε̱ μές τε̱ ȣ́jκ̇ε̱ρετ: bέ̱χ̇ι πρᾶ
τε̱ ȣ́ρτε̱ ποσί γ̇αρπίν̇τε̱, εδέ τε̱ bȣ́τε̱
17 ποσί πε̱λȣ́μbατε̱. Εδέ ρȣ́χ̇ι νγα ν̇έρε̱ζιτε̱
: σεπσέ dοτ' ȣ άπε̱νε̱ jȣ́ϐε νdε̱ρ
dȣ́αρ νdε̱πε̱ρ bασ̈κε̱-νdέν̇ιε, εδέ
dοτ' ȣ ρ̇άχ̇ε̱νε̱ νdε̱πε̱ρ σιναγογ̇ῖτ τε̱
18 τύρε: εδέ dοτ' ȣ νdσιέρ̇ε̱νε̱ jȣ́ϐε πε̱ρ
πȣ́νε̱ τίμε πε̱ρπάρα τε̱ πάρε̱σ̈ ε
πε̱ρπάρα μbε̱ρέτε̱ρισ̈, πε̱ρ μαρτιρῖ
19 μb' ατά εδέ μbε̱ κόμbετ. Πό κȣρ
τ' ȣ άπε̱νε̱ jȣ́ϐε νdε̱ρ dȣ́αρ,μος κίνι
κȣjdές σε κ̇ύσ̈, α σε σί dοτε̱
φλ̀ίσνι: σεπσέ dοτ' ȣ έπετε̱ jȣ́ϐε
νd' ατέ̱ όρε̱ τσ̈' dοτε̱ φλ̀ίσνι.
20 Σεπσέ νȣκε̱ jένι jȣ ατά κ̇ε̱ φλ̀ίσνι,
πό Φρῦμ' ε Α̃τιτ τȣ́αΐ κ̇ε̱ φλ̀έτ
21 νdε̱ρ jȣ. Εδέ ϐε̱λᾶΐ dοτ' άπε̱ ν'dόρε̱
τε̱ ϐε̱λᾶνε̱ πε̱ρ τε̱ ϐράρε̱, εδέ ι ᾶτι
τε̱ bίρε̱: εδέ bίjτε̱ dοτε̱ νγρένε̱ κρύε
κȣ́νdρε̱ πε̱ρίνdε̱ϐετ, ε dοτ' ι ϐράσε̱νε̱.
22 Εδέ dοτ' ȣ κένε̱ με̱ρῖ jȣ́ϐε τε̱ γ̇ίθε̱
πε̱ρ έμε̱ρινε̱ τίμ: εδέ αΰ κ̇ε̱ τε̱ dȣρόν̇ε̱
γ̇ερ νdε̱ φȣ́ντ, κΰϊ dοτε̱ σ̈πε̱τόν̇ε̱.
23 Πό κȣρ τ' ȣ νdιέκε̱νε̱ jȣ́ϐε νγα
κΰϊ κ̇υτέτ, ίκνι μbε̱ τιάτρινε̱: σεπσέ με
τε̱ ϐε̱ρτέτε̱ πο ȣ θέμ jȣ́ϐε, σε Νȣκε̱
dοτ' ι μbαρόνι κ̇υτέτετ' ε Ισραΐλ̀ιτ,
γ̇ερσᾶ τε̱ ϐίν̇ε̱ ι Βίρ' ι ν̇ερίȣτ.

24 Νȣκ' έ̱σ̈τε̱ νdσέ̱νε̱σι πε̱ρμbί με̱σόν̇ε̱σινε̱,
ας σ̈ε̱ρbε̱τόρι πε̱ρμbί τε̱
25 ζόνε̱. Μjάφτ έ̱σ̈τε̱ πε̱ρ νdσέ̱νε̱σινε̱ τε̱
bέ̱νετε̱ σι με̱σόν̇ε̱σι τί, εδέ σ̈ε̱ρbε̱τόρι
σι ι ζότι. Νdε̱ κ̇όφτε̱ σε τε̱
ζόν' ε σ̈τε̱πίσε̱ ε κ̇jȣ́αΐτνε̱ Βεελ̀ζεϐȣλ̀,
26 σᾶ με̱̃ σ̈ȣ́με̱ σ̈τε̱πιάκε̱σιτ' ε τί; Μος
ι κίνι φρίκε̱ πρᾶ ατά: σεπσέ νȣκ'
έ̱σ̈τε̱ γ̇ε̱̃ ε μbȣλ̀ȣ́αρε̱ κ̇ε̱ νȣκε̱ dοτε̱
σbȣλ̀όνετε̱: εδέ γ̇ε̱̃ ε φσ̈έχ̇ȣρε̱ κ̇ε̱
27 νȣκε̱ dοτε̱ dίχ̇ετε̱. Ατέ̱ κ̇ε̱ πο ȣ θέμ

ἐν τῷ φωτί· καὶ ὅ,τι ἀκούετε εἰς τὸ
ὠτίον, κηρύξατε ἐπὶ τῶν δωμάτων.
28 Καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτει-
νόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ
δυναμένων νὰ ἀποκτίνωσι· φοβήθητε
δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν
καὶ σῶμα νὰ ἀπολέσῃ ἐν τῇ γεέννῃ.
29 Δύο στρουθία δὲν πωλοῦνται δι' ἓν ἀσ-
σάριον; καὶ ἓν ἐξ αὐτῶν δὲν θέλει
πέσει ἐπὶ τὴν γῆν, ἄνευ τοῦ θελήματος
30 τοῦ Πατρὸς σας. Ὑμῶν δὲ καὶ αἱ τρί-
χες τῆς κεφαλῆς εἶναι πᾶσαι ἠριθμη-
31 μέναι. Μὴ φοβηθῆτε λοιπόν· πολλῶν
32 στρουθίων διαφέρετε σεῖς. Πᾶς λοιπὸν
ὅστις μὲ ὁμολογήσῃ ἔμπροσθεν τῶν
ἀνθρώπων, θέλω ὁμολογήσει καὶ ἐγὼ
αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ
33 ἐν οὐρανοῖς. Ὅστις δὲ μὲ ἀρνηθῇ ἔμ-
προσθεν τῶν ἀνθρώπων, θέλω ἀρνηθῆ
αὐτὸν καὶ ἐγὼ ἔμπροσθεν τοῦ Πατρὸς
μου τοῦ ἐν οὐρανοῖς.

34 Μὴ νομίσητε ὅτι ἦλθον νὰ βάλω
εἰρήνην ἐπὶ τὴν γῆν· δὲν ἦλθον νὰ
35 βάλω εἰρήνην, ἀλλὰ μάχαιραν. Διότι
ἦλθον νὰ διαχωρίσω ἄνθρωπον κατὰ
τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ
τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ
36 τῆς πενθερᾶς αὐτῆς. Καὶ ἐχθροὶ τοῦ
ἀνθρώπου θέλουσιν εἶσθαι οἱ οἰκιακοὶ αὐ-
37 τοῦ. Ὅστις ἀγαπᾷ πατέρα ἢ μητέρα
ὑπὲρ ἐμὲ, δὲν εἶναι ἄξιος ἐμοῦ· καὶ
ὅστις ἀγαπᾷ υἱὸν ἢ θυγατέρα ὑπὲρ
38 ἐμὲ, δὲν εἶναι ἄξιος ἐμοῦ. Καὶ ὅστις
δὲν λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ
ἀκολουθεῖ ὀπίσω μου, δὲν εἶναι ἄξιος
39 ἐμοῦ. Ὅστις εὕρῃ τὴν ζωὴν αὐτοῦ,
θέλει ἀπολέσει αὐτήν· καὶ ὅστις ἀπο-
λέσῃ τὴν ζωὴν αὐτοῦ δι' ἐμὲ, θέλει
εὑρεῖ αὐτήν.

40 Ὅστις δέχεται ἐσᾶς, ἐμὲ δέχεται·
καὶ ὅστις δέχεται ἐμὲ, δέχεται τὸν ἀ-

j8ϐε νd' ερε̱σίρε̱τ, θόjενι νdε̱ dρίτε̱τ:
εδέ ατέ̱ κ̇ε̱ dε̱γ̇όνι νdε̱ρ ϐέσ̈, λ̇ετσ̈ί-
28 τενι πε̱ρμbί σ̈τε̱πῖτ. Εδέ μος κίνι
φρίκε̱ νγα ατά κ̇ε̱ ϐράσε̱νε̱ τρ8πινε̱,
ε σ̈πίρτινε̱ σ' μ8ντ τα ϐράσε̱νε̱: πό
κίνι φρίκε̱ με̱̃ σ̈8με̱ νγα αύ κ̇ε̱
μ8ντ τε̱ χ̇8μbάσε̱ νdε̱ γ̇εχ̇ένε̱
29 εδέ σ̈πίρτινε̱ εδέ τρ8πινε̱. Ν8κε̱ σ̈ί-
τενε̱ dύ ζόκ̇ πε̱ρ ν̇ε̱ άσπρε̱; πό ν̇ε̱
νγα ατά ν8κε̱ dοτε̱ bιέρε̱ μbε̱ δε̃τ,
30 πα 8ρδε̱ριν' ε Α͂τιτ τ8αῖ. Πό j8ϐε
εδέ γ̇ίθε̱ κ̇ίμετ' ε κρέσε̱ jάνε̱ ν8με̱-
31 ρ8αρε̱. Μος κίνι φρίκε̱ πρᾶ: σεπσέ j8
32 νdᾶνι νγα σ̈8με̱ ζόκ̇. Κ8σ̈dό πρᾶ κ̇ε̱
τε̱ με̱ ρ̇ε̱φέν̇ε̱ πε̱ρπάρα ν̇έρε̱ζε̱ϐετ,
εδέ 8νε̱ dοτα ρ̇ε̱φέν̇ ατέ̱ πε̱ρπάρα
33 τιμ-έτι κ̇ε̱ έ̱σ̈τε̱ νdε̱ κ̇ιέ̱jετ. Πό κ8σ̈
τε̱ με̱ μοχ̇όν̇ε̱ πε̱ρπάρα ν̇έρε̱ζε̱ϐετ,
dοτα μοχ̇όν̇ εδέ 8ν' ατέ̱ πε̱ρπάρα
τιμ-έτι κ̇ε̱ έ̱σ̈τε̱ νdε̱ κ̇ιέ̱jετ.

34 Μος κ8jτόνι σε κάμ άρδ8ρε̱ τε̱
ϐε̱̃ πακ̇τίμ μbι δε̃τ: σ' κάμ άρδ8ρε̱
35 τε̱ ϐε̱̃ πακ̇τῖμ. πό θίκε̱. Σεπσέ κάμ
άρδ8ρε̱ τε̱ νdᾶν̇ ν̇ερίνε̱ κ8νdρε̱ τ'έτ,
εδέ bίjε̱νε̱ κ8νdρε̱ σ'έ̱με̱σε̱, εδέ ν8-
36 σενε̱ κ8νdρε̱ σε̱ ϐιέχ̇ε̱ρε̱σε̱. Εδέ αρε̱-
μίκ̇τ' ε ν̇ερί8τ dοτε̱ jένε̱ σ̈τε̱πιάκε̱σιτ'
37 ε τῖ. Αύ κ̇ε̱ dό τ'άνε̱ α τ' έ̱με̱νε̱
με̱̃ τέπε̱ρε̱ σε μ8α, ν8κ' έ̱σ̈τ' ι ϐε̱jέ-
τ8ρε̱ πε̱ρ μ8α: εδέ αύ κ̇ε̱ dό bίρ
ε bίjε̱ με̱̃ τέπε̱ρε̱ σε μ8α, ν8κ' έ̱σ̈τ'
38 ι ϐε̱jέτ8ρε̱ πε̱ρ μ8α. Εδέ αύ κ̇ε̱
ν8κε̱ μέρ̇ κρύκ̇ιν' ε τῖ, ε ν8κε̱ ϐιέν
πας μέ̱jε, ν8κ' έ̱σ̈τ' ι ϐε̱jέτ8ρε̱ πε̱ρ
39 μ8α. Αύ κ̇ε̱ γ̇έτι jέτε̱ν' ε τῖ, dοτα
χ̇8μbάσε̱: εδέ αύ κ̇ε̱ τε̱ χ̇8μbάσε̱
jέτε̱ν' ε τῖ πε̱ρ π8νε̱ τίμε, dοτα
γ̇έν̇ε̱ ατέ̱.

40 Αύ κ̇ε̱ 8 πρέτ j8ϐε, με̱ κᾶ πρί-
τ8ρε̱ μ8α: εδέ αύ κ̇ε̱ με̱ πρέτ μ8α,

41 ποστείλαντά με. Ὁ δεχόμενος προφήτην
εἰς ὄνομα προφήτου, μισθὸν προφήτου
θέλει λάβει· καὶ ὁ δεχόμενος
δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου
42 θέλει λάβει. Καὶ ὅστις ποτίσῃ
ἕνα τῶν μικρῶν τούτων ποτήριον μόνον
ψυχροῦ ὕδατος εἰς ὄνομα μαθητοῦ,
ἀληθῶς σᾶς λέγω, δὲν θέλει χάσει τὸν
μισθὸν αὐτοῦ.

1 ΚΕΦ. ιαʹ. Καὶ ὅτε ἐτελείωσεν ὁ
Ἰησοῦς διατάττων εἰς τοὺς δώδεκα μαθητὰς
αὐτοῦ, μετέβη ἐκεῖθεν, διὰ νὰ
διδάσκῃ καὶ νὰ κηρύττῃ ἐν ταῖς πόλεσιν
αὐτῶν.

2 Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ
τὰ ἔργα τοῦ Χριστοῦ, ἔπεμψε
3 δύο τῶν μαθητῶν αὐτοῦ, καὶ εἶπε
πρὸς αὐτὸν, Σὺ εἶσαι ὁ ἐρχόμενος, ἢ
4 ἄλλον προσδοκῶμεν; Καὶ ἀποκριθεὶς ὁ
Ἰησοῦς, εἶπε πρὸς αὐτοὺς, Ὑπάγετε καὶ
ἀπαγγείλατε πρὸς τὸν Ἰωάννην, ὅσα
5 ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι,
καὶ χωλοὶ περιπατοῦσι· λεπροὶ
καθαρίζονται, καὶ κωφοὶ ἀκούουσι· νεκροὶ
ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται.
6 Καὶ μακάριος εἶναι ὅστις δὲν
σκανδαλισθῇ ἐν ἐμοί.

7 Ἐνῷ δὲ οὗτοι ἀνεχώρουν, ἤρχισεν
ὁ Ἰησοῦς νὰ λέγῃ πρὸς τοὺς ὄχλους
περὶ τοῦ Ἰωάννου, Τί ἐξήλθετε εἰς τὴν
ἔρημον νὰ ἴδητε; κάλαμον ὑπὸ ἀνέμου
8 σαλευόμενον; Ἀλλὰ τί ἐξήλθετε νὰ
ἴδητε; ἄνθρωπον ἐνδεδυμένον μαλακὰ
ἱμάτια; ἰδοὺ, οἱ τὰ μαλακὰ φοροῦντες
ἐν τοῖς οἴκοις τῶν βασιλέων εὑρίσκονται.
9 Ἀλλὰ τί ἐξήλθετε νὰ ἴδητε;
προφήτην; ναὶ, σᾶς λέγω, καὶ περισσότερον
10 προφήτου· διότι οὗτος εἶναι
περὶ τοῦ ὁποίου εἶναι γεγραμμένον,
Ἰδοὺ, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν

κᾶ πρίτ8ρ' ατέ̱ κ̇ε̱ με̱ κᾶ dε̱ργ8αρε̱
41 μ8α. Αΰ κ̇ε̱ πρέτ προφίτ μb'έμε̱ρε̱
προφίτι, dοτε̱ μάρ̇ε̱ πάγε̱ προφίτι:
εδέ αΰ κ̇ε̱ πρέτ τε̱ dρέϊτε̱ μb' έμε̱ρε̱
τε̱ dρέϊτι, dοτε̱ μάρ̇ε̱ πάγε̱ τε̱ dρέϊτι.
42 Εδέ αΰ κ̇ε̱ τ'ι άπε̱ ν̇ε̱ κ8πε̱ 8jε̱ τε̱
φτόχ̇ε̱τε̱ νdον̇ε̱ριτ νγα κε̱τά τε̱
ϐέγ̇ε̱λ̃ιτε̱ ϐέτε̱με̱ μb' έμε̱ρε̱ νdσε̱νε̱σι,
με τε̱ ϐε̱ρτέτε̱ πο 8 θέμ j8ϐε, σε
ν8κε̱ dοτε̱ χ̇8μbάσε̱ πάγε̱ν' ε τῖ.

1 Κρε̃ϊ 11. Εδέ Jισ8̃ϊ κ8ρ μbαρο̃ϊ
τ8κε ποροσίτ8ρε̱ τε̱ dυ-μbε̱-δίετε̱
νdσέ̱νε̱σιτ' ε τῖ, ίκ8 ανdε̃j, κ̇ε̱ τε̱
με̱σόν̇ε̱ ε τε̱ λ̃ετσ̈ίσε̱ νdε̱πε̱ρ κ̇υτέτετ
τ' ατύρε.

2 Εδέ Jοάννι κ8ρ dε̱γ̇ο̃ϊ π8νε̱ρατ' ε
Κρίσ̈τιτ νdε̱ b8ργ8τ, dε̱ργο̃ϊ dύ νγα
3 νdσέ̱νε̱σιτ' ε τί, ε ι θά ατί, Τί jε̃
αΰ κ̇ε̱ κᾶ πε̱ρ τ'άρδ8ρε̱, από πρέσμε̱
4 τιάτε̱ρε̱; Εδέ Jισ8̃ϊ 8πε̱ργέκ̇ ε 8 θά
ατύρε, Σ̈κόνι ε έπνι ζε̱ Jοάννιτ πε̱ρ
5 ατό κ̇ε̱ dε̱γ̇όνι ε σ̈ίχ̇νι: τε̱ ϐέρb8ρε̱
σ̈όχ̇ε̱νε̱, ε τε̱ τσ̈άλ̃ε̱ έτσε̱ν̇ε̱νε̱: τε̱ κρ̇ομόσ8ρε
κ̇ε̱ρόνενε̱, ε τε̱ σ̈8ρδε̱ρε̱ dε̱γ̇όν̇ε̱νε̱:
τε̱ ϐdέκ8ρε̱ νγ̇άλενε̱, ε τε̱
6 ϐοbέγ̇ε̱ϐετ 8 ρ̇ε̱φένετ' 8νγ̇ίλι. Εδέ ι
λ̃8μ8ρ' έ̱σ̈τ' αΰ κ̇ε̱ τε̱ μος σκανδαλ̃ίσετε̱
μbε̱ μ8α.

7 Εδέ κε̱τά τε πο σ̈κόνινε̱, Jισ8̃ϊ ζ8̃ρι
τ'ι θότε̱ γ̇έ̱νdε̱jεσε̱ πε̱ρ Jοάννινε̱,
Τσ̈' d8αλτε̱ τε̱ ϐίνι ρε̃ νdε̱ σ̈κρετε̱τίρε̱τ;
καλάμ κ̇ε̱ τ8νdετε̱ νγα έρα;
8 Πό τσ̈' d8αλτε̱ τε̱ σ̈ίχ̇νι; ν̇ερῖ ϐέσ̈8ρε̱
με ρ̇όbε τε̱ b8τα; jά ατά κ̇ε̱
κάνε̱ ϐέσ̈8ρε̱ ρ̇όbε τε̱ b8τα, τε jάνε̱
9 νdε̱πε̱ρ σ̈τε̱πίατ τε̱ μbε̱ρέτε̱ρετ. Πό
τσ̈' d8αλτε̱ τε̱ σ̈ίχ̇νι; προφίτ; με τε̱
ϐε̱ρτέτε̱ πο 8 θέμ j8ϐε, εδέ με̱̃
10 τέπε̱ρε̱ σε προφίτ: σεπσέ κύϊ έ̱σ̈τ' αΰ
κ̇ε̱ έ̱σ̈τε̱ σ̈κρ8αρε̱ πε̱ρ ατέ̱, Jά 8νε̱

μου πρὸ προσώπου σου, ὅστις θέλει
κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν
11 σου. Ἀληθῶς σᾶς λέγω, μεταξὺ τῶν
γεννηθέντων ὑπὸ γυναικῶν δὲν ἠγέρθη
μεγαλήτερος Ἰωάννου τοῦ Βαπτιστοῦ·
πλὴν ὁ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν
οὐρανῶν, εἶναι μεγαλήτερος αὐτοῦ.

12 Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βα-
πτιστοῦ ἕως τοῦ νῦν, ἡ βασιλεία τῶν
οὐρανῶν βιάζεται, καὶ οἱ βιασταὶ ἁρ-
13 πάζουσιν αὐτήν. Διότι πάντες οἱ προ-
φῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προε-
14 φήτευσαν. Καὶ ἂν θέλητε νὰ δεχθῆτε
τοῦτο, αὐτὸς εἶναι ὁ Ἠλίας, ὅστις
15 ἔμελλε νὰ ἔλθῃ. Ὁ ἔχων ὦτα διὰ νὰ
16 ἀκούῃ, ἂς ἀκούῃ. Ἀλλὰ μὲ τί νὰ ὁ-
μοιώσω τὴν γενεὰν ταύτην; εἶναι ὁμοία
μὲ παιδάρια καθήμενα ἐν ταῖς ἀγοραῖς,
καὶ φωνάζοντα πρὸς τοὺς συντρόφους
17 αὐτῶν, καὶ λέγοντα, Αὐλὸν σᾶς ἐπαί-
ξαμεν, καὶ δὲν ἐχορεύσατε· σᾶς ἐθρη-
18 νῳδήσαμεν, καὶ δὲν ἐκλαύσατε. Διότι
ἦλθεν ὁ Ἰωάννης μήτε τρώγων, μήτε
πίνων· καὶ λέγουσι, Δαιμόνιον ἔχει.
19 Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου τρώγων
καὶ πίνων· καὶ λέγουσιν, Ἰδοὺ ἄνθρω-
πος φάγος καὶ οἰνοπότης, φίλος τελω-
νῶν καὶ ἁμαρτωλῶν. Και ἐδικαιώθη ἡ
σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.

20 Τότε ἤρχισε νὰ ὀνειδίζῃ τὰς πόλεις,
ἐν αἷς ἔγειναν τὰ πλειότερα θαύματα
21 αὐτοῦ, διότι δὲν μετενόησαν· Οὐαὶ εἰς
σὲ, Χοραζὶν, οὐαὶ εἰς σὲ, Βηθσαϊδάν·
διότι, ἐὰν τὰ θαύματα τὰ γενόμενα ἐν
ὑμῖν ἐγίνοντο ἐν τῇ Τύρῳ καὶ Σιδῶνι
πρὸ πολλοῦ ἤθελον μετανοήσει ἐν σάκ-
22 κῳ καὶ σποδῷ. Πλὴν σᾶς λέγω, εἰς
τὴν Τύρον καὶ Σιδῶνα ἐλαφροτέρα
θέλει εἶσθαι ἡ τιμωρία ἐν ἡμέρᾳ κρί-

τε dξργόν̇ ξνγ̇ξλινξ τίμ. πξρπάρα
φάκ̇εσξ σ’ άτε, αΰ dοτξ νdρέκ̇ξ
11 8δξνξ τξνdε πξρπάρα τέjε. Με τξ
ϐξρτέτξ πο 8 θέμ. j8ϐε, σε Νdξ μέστ
ατύρεϐε κ̇ξ κάνξ λ̈ίνd8ρξ πρέϊ γρᾶσ̈
ν8κ’ ξσ̈τξ νγρίτ8ρξ μξ ι μάθ σε
Jοάνν παγξζόρι: πό μξ ι ϐόγξλ̈ι νdξ
μbξρετξρῖτ τξ κ̇ιέjεϐετ ξσ̈τξ μξ ι μάθ
12 σε αΰ. Εδέ κ̇ξ νγα dίτ’ ε Jοάνν
παγξζ̈όριτ γ̇ερ νdασ̈τί, μbξρετξρῖ’ ε
κ̇ιέjεϐετ νdσιτόνετξ, εδέ ατά κ̇ξ νdσι-
13 τόν̇ξν’ ε ρ̇ξμbέν̇ξν’ ατξ. Σεπσέ γ̇ίθξ
προφίτξριτ’ εδέ νόμι προφιτέπσνξ
14 γ̇ερ μbξ dίτξ τξ Jοάννιτ. Εδέ νdξ
dόνι τα πρίσνι κξτξ φιάλ̈ξ αΰ ξσ̈τ’
15 Ιλία, κ̇ξ κίσ̈τε πξρ τ’ άρδ8ρξ. Αΰ
κ̇ξ κᾶ ϐέσ̈ξ τξ dξγ̇όν̇ξ, λ̈ετξ dξγ̇όν̇ξ.
16 Πό με σέ τα πξργ̇ᾶν̇ κξτξ bρές; ι
γ̇ᾶν τσ̈8ναϐετ ϐέγ̇ξλ̈ξ κ̇ξ ρ̇ίνξ νdξπξρ
τρέγ̇ετ, εδέ 8 θξρ̇έσξνξ σ̈όκξϐετ τύρε,
17 ε θόνξ, Ծ ρᾶμ. φύελιτ, εδέ ν8κξ
κξρdσύετξ: 8 bξμ. ϐάjξ, εδέ ν8κξ
18 κ̇jάτξ. Σεπσέ έρδι Jοάννι κ̇ξ ας
χ̇άντε, ας πίντε: εδέ θόνξ, σε Κᾶ
19 dιάλινξ. Έρδι ι Βῖρ’ ι ν̇ερί8τ τ8κε
νγρξν’ ε τ8κε πίρξ: ε θόνξ, Jά ν̇ερῖ
χ̇άμξς ε ϐερξ-πίρξς, μίκ8 ι κ8μερ-
κ̇άρξϐετ ε ι φαjτόρξϐετ. Εδέ dόλι
ε dρέϊτξ dιτ8ρία νγα djεμτ’ ε σᾶϊ.

20 Ατξχ̇έρξ ζ̈8ρι τξ κ̇ξρτόν̇ξ ατό κ̇υ-
τέτετξ, μbξ τξ τσίλ̈ατ’ 8bξν̇ξ τσ̈8-
dῖτ’ ε σ̈8μ.α τ’ ατῖ, σεπσέ ν8κ’
21 8πενd8ανξ: Μιέρι τί Χ̇οραζίν, μιέρι
τί Βιθσαϊδάν: σεπσέ τσ̈8dίτξ κ̇ξ jάνξ
bξρξ νdξρ j8, νd’ ίσ̈ινξ bξρξ νdξ
Τύρξ ε νdξ Σιδόνξ, κ̇ξ κ8ρξ dοτξ
ίσ̈ινξ πενd8αρξ νdξ θές ε νdξ χ̇ῖ.
22 Βέτσ̈ πο 8 θέμ. j8ϐε, σε νdξ Τύρξ
ε νdξ Σιδόνξ μξ ι d8ρ8αρσ̈ιμ. dοτξ
jέτξ μ.8νdίμι νdξ dίτξ τξ γ̇ῦκ̇ιτ, σε

23 σεως, παρὰ εἰς ὑμᾶς. Καὶ σύ, Καπερ-
ναοὺμ, ἡ ὑψωθεῖσα ἕως τοῦ οὐρανοῦ,
θέλεις καταβιβασθῆ ἕως ᾅδου· διότι, ἐὰν
τὰ θαύματα τὰ γενόμενα ἐν σοὶ ἐγίνοντο
ἐν Σοδόμοις, ἤθελον μείνει μέχρι τῆς
24 σήμερον. Πλὴν σᾶς λέγω, ὅτι εἰς τὴν
γῆν τῶν Σοδόμων ἐλαφροτέρα θέλει
εἶσθαι ἡ τιμωρία ἐν ἡμέρᾳ κρίσεως,
παρὰ εἰς σέ.

25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ
Ἰησοῦς, εἶπε, Δοξάζω σε, Πάτερ, Κύ-
ριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέ-
κρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν,
26 καὶ ἀπεκάλυψας αὐτὰ εἰς νήπια. Ναί,
ὦ Πάτερ, διότι οὕτως ἔγεινεν ἀρεστὸν
ἔμπροσθέν σου.

27 Πάντα παρεδόθησαν εἰς ἐμὲ ἀπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς γινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα γινώσκει τις, εἰμὴ ὁ Υἱός, καὶ εἰς ὅντινα θέλῃ ὁ Υἱὸς νὰ ἀποκαλύψῃ αὐτόν.

28 Ἔλθετε πρός με, πάντες οἱ κοπιῶν-
τες καὶ πεφορτισμένοι, καὶ ἐγὼ θέλω
29 σᾶς ἀναπαύσει. Ἄρατε τὸν ζυγόν μου
ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ· διότι
πρᾶος εἶμαι καὶ ταπεινὸς τὴν καρδίαν·
καὶ θέλετε εὕρει ἀνάπαυσιν ἐν ταῖς
30 ψυχαῖς ὑμῶν. Διότι ὁ ζυγός μου εἶναι
καλός, καὶ τὸ φορτίον μου ἐλαφρόν.

Κεφ. ιβʹ.

1 ἘΝ ἐκείνῳ τῷ καιρῷ ἐπορεύετο ὁ
Ἰησοῦς διὰ τῶν σπαρτῶν ἐν σαββάτῳ·
οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ
ἤρχισαν νὰ ἀνασπῶσιν ἀστάχυα καὶ
2 νὰ τρώγωσιν. Οἱ δὲ Φαρισαῖοι ἰδόντες
εἶπον πρὸς αὐτόν, Ἰδού, οἱ μαθηταὶ

23 μbε̱ jȣ. Εδέ τί Καπερναȣ́μ, κ̇ε̱ jε̄
νγρίτȣρε̱ λ̇άρτ γ̇ερ μbε̱ κ̇ιέλτ, dοτε̱
σbρέτσ̈ γ̇ερ νdε̱ χ̇άδε̱: σεπσέ κε̱τό
τσ̈ȣdī κ̇ε̱ jάνε̱ bε̱ρε̱ τε τί, νdε̱
bε̱νεσ̈ινε̱ νdε̱ Σοδόμε̱, κίσ̈ινε̱ πε̱ρ τε̱
μbέτȣρε̱ γ̇ερ μbε̱ dίτε̱ τε̱ σότμε.
24 Βέτσ̈ πο ȣ θέμ jȣ́ϐε, σε μbε̱ δε̄ τε̱
Σοδόμε̱ϐετ με̱ ι dȣρȣ́αρσ̈ιμ dοτε̱
jέτε̱ μȣνdίμι νdε̱ dίτε̱ τε̱ γ̇ῡκ̇ιτ, σε
μbε̱ τῡϊ.

25 Νd' ατέ̱ κόχ̇ε̱ Jισȣ̃ϊ ȣπε̱ργ̇έκ̇ ε θά,
Τε̱ λαϐdȣρόν̇ τῡϊ, ο Ἀτε̱, Ζότ ι
κ̇ιέλιτ εδέ ι δε̄ȣτ, σε ȣα φσ̈έχ̇ε
κε̱τό πȣνε̱ τε̱ dίτȣρε̱ϐετ ε τε̱ μέ̱ντσ̈ιμε̱ϐετ,
εδέ ȣα σbȣλ̇όϐε ατό φόσ̈ν̇εϐετ.
26 Πό, ο Ἀτε̱, σεπσέ κε̱σ̈τȣ́
ȣπε̱λ̇κ̇ύε πε̱ρπάρα τέ̱jε.

27 Τε̱ γ̇ίθα μ'ȣ δάνε̱ ν'dόρε̱ νγα ιμ-άτε̱:
εδέ ασνdον̇έ̱ νȣκ' ε ν̇έχ̇ Βίρινε̱, ϐέτσ̈
Ἆτι: εδέ ας Ἀτε̱ν' ε ν̇έχ̇ ν̇ερΐ, ϐέτσ̈
Βίρι, εδέ αΰ, τε̱ τσίλ̇ιτ τε̱ dόjε̱ ι
Βίρι τ' ια σbȣλ̇όν̇ε̱.

28 Ἐjανι τεκ ȣ́νε̱ γ̇ίθε̱ σᾱ jένι τε̱
λ̇όδȣρ' ε τε̱ νγαρκȣ́αρε̱, εδέ ȣνε̱
29 dοτ' ȣ πρε̱ν̇ jȣ́ϐε. Νγρίνι σγ̇έδε̱νε̱
τίμε μbε̱ κ̇άφε̱τ τȣ́αϊ, εδέ νdσε̱νι πρέϊ
μέ̱jε: σε jάμ ι bȣ́τε̱, εδέ ι ȣνγ̇ε̱τε̱
νdε̱ ζέ̱με̱ρε̱τ: εδέ dοτε̱ γ̇ένι τε̱
30 πρε̱jτȣρε̱ νdε̱ σ̈πίρτε̱ρατ τȣ́αϊ. Σεπσέ
σγ̇έδα ίμε έ̱σ̈τ' ε μίρε̱, εδέ bάρα
ίμε έ̱σ̈τ' ε λ̇έχ̇τε̱.

Κρε̄ϊ 12.

1 Νd' ατέ̱ κόχ̇ε̱ Jισȣ̃ϊ σ̈κόντε νdε̱πε̱ρ
τε̱ μbιέλα πε̱ρ dίτε̱ τε̱ σ̈ε̱τȣ́νασ̈:
εδέ νdσέ̱νε̱σε̱ϐετ τί ȣ έρδι ȣρί, εδέ
ζȣ́νε̱ τε̱ σ̈κόκ̇ινε̱ κάλε̱ζα, ε τε̱ χ̇άνε̱.
2 Εδέ Φαρισέν̇τε̱ κȣρ πάνε̱ ι θάν'ατί,
Jά νdσέ̱νε̱σιτ' ε τȣ̃ τε bέ̱ν̇ε̱ν' ατέ̱

BKSH

σου πράττουσιν ὅ, τι δὲν συγχωρεῖται
3 νὰ πράττηται τὸ σάϐϐατον. Ὁ δὲ εἶπε
πρὸς αὐτούς, Δὲν ἀνεγνώσατε τί ἔπραξεν
ὁ Δαϐίδ, ὅτε ἐπείνασεν αὐτὸς
4 καὶ οἱ μετ' αὐτοῦ; πῶς εἰσῆλθεν εἰς
τὸν οἶκον τοῦ Θεοῦ, καὶ ἔφαγε τοὺς
ἄρτους τῆς προθέσεως, τοὺς ὁποίους
δὲν ἦτο συγκεχωρημένον εἰς αὐτὸν νὰ
φάγῃ, οὔτε εἰς τοὺς μετ' αὐτοῦ, εἰμὴ
5 εἰς τοὺς ἱερεῖς μόνους; Ἢ δὲν ἀνεγνώσατε
ἐν τῷ νόμῳ, ὅτι ἐν τοῖς σάϐϐασιν
οἱ ἱερεῖς ϐεϐηλόνουσι τὸ σάϐϐατον
ἐν τῷ ἱερῷ, καὶ εἶναι ἀθῷοι;
6 Σᾶς λέγω δέ, ὅτι ἐδῶ εἶναι μεγαλήτερος
7 τοῦ ἱεροῦ. Ἐὰν ὅμως ἐγνωρίζετε
τί εἶναι, Ἔλεον θέλω καὶ οὐχὶ θυσίαν,
δὲν ἠθέλετε καταδικάσει τοὺς
8 ἀθώους. Διότι ὁ Υἱὸς τοῦ ἀνθρώπου
εἶναι κύριος καὶ τοῦ σαϐϐάτου.

9 Καὶ μεταϐὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν
10 συναγωγὴν αὐτῶν. Καὶ ἰδού, ἦτο ἄνθρωπος
ἔχων τὴν χεῖρα ξηράν· καὶ
ἠρώτησαν αὐτόν, λέγοντες, Συγχωρεῖται
τάχα νὰ θεραπεύῃ τις ἐν τῷ σαϐϐάτῳ;
διὰ νὰ κατηγορήσωσιν αὐτόν.

11 Ὁ δὲ εἶπε πρὸς αὐτούς, Τίς ἄνθρωπος
ἀπὸ σᾶς θέλει εἶσθαι, ὅστις ἔχων
πρόϐατον ἕν, ἐὰν τοῦτο πέσῃ ἐν
τῷ σαϐϐάτῳ εἰς λάκκον, δὲν θέλει
12 πιάσει καὶ σηκώσει αὐτό; πόσον λοιπὸν
διαφέρει ἄνθρωπος προϐάτου! ὥστε
συγχωρεῖται ἐν τῷ σαϐϐάτῳ νὰ ἀγαθοποιῇ
13 τις. Τότε λέγει πρὸς τὸν ἄνθρωπον,
Ἔκτεινον τὴν χεῖρά σου. Καὶ
ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς
14 ἡ ἄλλη. Οἱ δὲ Φαρισαῖοι ἐξελθόντες,
συνεϐουλεύθησαν κατ' αὐτοῦ, διὰ νὰ
ἀπολέσωσιν αὐτόν.

15 Ἀλλ' ὁ Ἰησοῦς νοήσας, ἀνεχώρησεν
ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτὸν ὄχλοι

κ̇ε̱ νȣκ' έ̱σ̈τ' ε ȣ́δε̱σε̱ τα ƃέ̱ν̇ε̱νε̱ πε̱ρ
3 τε̱ σ̈ε̱τȣ́νε̱. Πό αΰ ȣ θά ατύρε, Νȣκε̱
κένι κε̱νdȣ́αρε̱ τσ̈' ƃέ̱ρι Δαϐίδι, κȣρ ι
έρδι ȣρῖ ατῖ εδέ ατύρε κ̇ε̱ ίσ̈ινε̱ ƃάσ̈κε̱
4 με ατέ̱; κ̇ύσ̈ χ̇ῦρι νdε̱ σ̈τε̱πῖτ τε̱
Περε̱νdίσε̱, εδέ χ̇έ̱νγρι ƃȣ́κε̱τ' ε
παραϐέ̱νε̱jεσε̱, κ̇ε̱ ατό νȣκ' ίσ̈τε ε
ȣ́δε̱σε̱ τ' ι χ̇άjε̱ αΰ, ας ατά κ̇ε̱ ίσ̈ινε̱
ƃάσ̈κε̱ με ατέ̱, πό πρίφτε̱ριτε̱ ϐέτε̱με̱;
5 Από νȣκε̱ κένι κε̱νdȣ́αρε̱ νdε̱ νόμτ,
σε πε̱ρ dίτε̱ τε̱ σ̈ε̱τȣ́νασ̈ πρίφτε̱ριτε̱
πε̱γέ̱ρινε̱ τε̱ σ̈ε̱τȣ́νε̱νε̱ νdε̱ χ̇ιερόρετ,
6 εδέ jάνε̱ τε̱ πα-φάjε̱; Εδέ πο ȣ θέμ
jȣ́ϐε, σε κε̱τȣ́ έ̱σ̈τε̱ ν̇ε̱ με̱ ι μάθ σε
7 χ̇ιερόρε̱jα. Εδέ τ' α κίσ̈ιτε̱ dίτȣρε̱
τσ̈'έ̱σ̈τε̱, Dȣ́α πε̱ρdε̱λίμ, ε jό κȣρƃάν,
νȣκε̱ dοτ' ι κίσ̈ιτ ƃέ̱ρε̱ φαjτόρε̱
8 τε̱ πα-φάjε̱τε̱. Σεπσέ ι Βΐρ' ι
ν̇ερίȣτ έ̱σ̈τ' ι ζότι εδέ σε̱ σ̈ε̱τȣ́νε̱σε̱.

9 Εδέ σι ίκȣ ανdε̱̃j, έρδι νdε̱ σιναγογῖτ
10 τ' ατύρε. Εδέ jά τεκ ίσ̈τε
ν̇ε̱ ν̇ερῖ κ̇ε̱ κίσ̈τε dόρε̱νε̱ τε̱ θάρε̱:
εδέ ε πύετνε̱ ατέ̱, τȣκε θέ̱νε̱,
Νd' έ̱σ̈τ' ε ȣ́δε̱σε̱ τε̱ σ̈ε̱ρόν̇ε̱ ν̇ερῖ πε̱ρ
τε̱ σ̈ε̱τȣ́να; κ̇ε̱ τα πε̱ρφλ̈ίσνιν' ατέ̱.
11 Εδέ αΰ ȣ θά ατύρε, Τσίλ̇ι ν̇ερῖ νγα
jȣ dοτε̱ jέτ' αΰ, κ̇ε̱ dοτε̱ κέτε̱ ν̇ε̱
dέλ̇ε, εδέ νdε̱ ρέ̱ντε̱ κε̱jό νdε̱ γρόπε̱
πε̱ρ dίτε̱ τε̱ σ̈ε̱τȣ́νασ̈, νȣκε̱ dοτα
12 ζ̇έ̱ρε̱ ε τα νγρέρε̱ ατέ̱; σᾶ με̱ τέπε̱ρε̱
πρᾶ νdᾶν ν̇ερίȣ νγα dέλ̇ε̱jα! πε̱ρανdάϊ
έ̱σ̈τ' ε ȣ́δε̱σε̱ τε̱ ƃέ̱ν̇ε̱ μίρε̱ ν̇ερίȣ
13 πε̱ρ τε̱ σ̈ε̱τȣ́να. Ατε̱χ̇έρε ι θότε̱ ν̇ερίȣτ,
Σ̈τρῖ dόρε̱νε̱ τέ̱νdε. Εδέ αΰ ε
σ̈τρίτι, εδέ ȣƃε̱ ε σ̈ε̱νdόσ̈ε̱ ποσι
14 τιάτε̱ρα. Πό Φαρισέ̱ν̇τε̱ dȣ́αλνε̱ ε
ƃέ̱νε̱ κε̱σ̈ίλε̱ κȣ́νdρε̱ ατί, κ̇ε̱ τα
πρίσ̈ν̇ε̱νε̱.

15 Πό Jισȣ̃ϊ σι ε κȣπε̱τοῖ ίκȣ ανdε̱̃j:
εδέ ι ϐάνε̱ πας ατῖ σ̈ȣ́με̱ γ̇έ̱νdε̱jε,

πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάν-
16 τας. Καὶ παρήγγειλεν εἰς αὐτοὺς αὐ-
στηρῶς διὰ νὰ μὴ φανερώσωσιν αὐτόν·
17 διὰ νὰ πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου
18 τοῦ προφήτου, λέγοντος, Ἰδοὺ ὁ δοῦ-
λός μου, τὸν ὁποῖον ἐξέλεξα· ὁ ἀγαπη-
τός μου, εἰς τὸν ὁποῖον ἡ ψυχή μου
εὐηρεστήθη· θέλω θέσει τὸ Πνεῦμά μου
ἐπ' αὐτὸν, καὶ θέλει ἐξαγγείλει κρίσιν
19 εἰς τὰ ἔθνη. Δὲν θέλει ἀντιλογήσει,
οὐδὲ κραυγάσει· οὐδὲ θέλει ἀκούσει τις
τὴν φωνὴν αὐτοῦ ἐν ταῖς πλατείαις.
20 Κάλαμον συντετριμμένον δὲν θέλει θλά-
σει, καὶ λινάριον καπνίζον δὲν θέλει
σβέσει, ἑωσοῦ ἐκφέρῃ εἰς νίκην τὴν
21 κρίσιν. Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ θέ-
λουσιν ἐλπίσει τὰ ἔθνη.

22 Τότε ἐφέρθη πρὸς αὐτὸν δαιμονιζό-
μενος, τυφλὸς καὶ κωφός· καὶ ἐθερά-
πευσεν αὐτὸν, ὥστε ὁ τυφλὸς καὶ κω-
23 φὸς καὶ ἐλάλει καὶ ἔβλεπε. Καὶ ἐξε-
πλήττοντο πάντες οἱ ὄχλοι, καὶ ἔλε-
γον, Μήπως εἶναι οὗτος ὁ υἱὸς τοῦ
24 Δαβίδ; Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες
εἶπον, Οὗτος δὲν ἐκβάλλει τὰ δαιμό-
νια, εἰμὴ διὰ τοῦ Βεελζεβοὺλ τοῦ ἄρ-
χοντος τῶν δαιμονίων.

25 Νοήσας δὲ ὁ Ἰησοῦς τοὺς διαλογι-
σμοὺς αὐτῶν, εἶπε πρὸς αὐτοὺς, Πᾶσα
βασιλεία διαιρεθεῖσα καθ' ἑαυτῆς, ἐρη-
μοῦται· καὶ πᾶσα πόλις ἢ οἰκία διαι-
ρεθεῖσα καθ' ἑαυτῆς, δὲν θέλει σταθῇ.
26 Καὶ ἂν ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκ-
βάλλῃ, διῃρέθη καθ' ἑαυτοῦ· πῶς λοι-
πὸν θέλει σταθῇ ἡ βασιλεία αὐτοῦ;
27 Καὶ ἂν ἐγὼ διὰ τοῦ Βεελζεβοὺλ ἐκ-
βάλλω τὰ δαιμόνια, οἱ υἱοί σας διὰ
τίνος ἐκβάλλουσι; διὰ τοῦτο αὐτοὶ θέ-
28 λουσι εἶσθαι κριταί σας. Ἀλλ' ἐὰν ἐγὼ
διὰ Πνεύματος Θεοῦ ἐκβάλλω τὰ δαι-
μόνια, ἄρα ἔφθασεν εἰς ὑμᾶς ἡ βασι-

16 εδέ ι σ̈ε̰ρõϊ ατά τε̰ γ̇ίθε̰. Εδέ ι πο-
ροσίτι ατά σ̈τρε̰νγȣ́αρε̰, τε̰ μος τα
17 dε̰φτέν̇ε̰ν' ατέ̰: κ̇ε̰ τε̰ μbȣσ̈ετε̰ τσ̈'
έ̰σ̈τε̰ θέ̰νε̰ νγα προφίτι Ισαΐ, κ̇ε̰ θότε̰,
18 Jά σ̈ε̰ρbε̰τόρι ίμ, κ̇ε̰ ε σγ̇όδα: ι
dάσ̈ȣρι ίμ, κ̇ε̰ ε πε̰λ̃κ̇έȣ σ̈πίρτι ίμ:
dοτε̰ ϐε̰̃ Φρύμε̰νε̰ τίμε μb' ατέ̰, εδέ
19 dοτε̰ dε̰φτέν̇ε̰ γ̇ῦκ̇ μbε̰ κόμbετε̰. Νȣκε̰
dοτε̰ bέ̰ν̇ε̰ φιάλ̃ε̰, ας νȣχε̰ dοτε̰
bε̰ρτάσε̰: ας νȣκε̰ dοτε̰ dε̰γ̇όν̇ε̰ νdον̇ε̰̃
20 ζέ̰ν' ε ατῖ νdε̰πε̰ρ ῥȣγατ. Καλάμ τε̰
θύερε̰ νȣκε̰ dοτε̰ σ̈κ̇ύεν̇ε̰, εδέ λ̃ῖ τε̰
νdέζȣρε̰ νdε̰ρ ϐέτε̰χ̇ε νȣκε̰ dοτε̰
σ̈ȣ́αν̇ε̰, γ̇ερσᾶ τε̰ bιέρε̰ γ̇ύκ̇ινε̰ νdε̰
21 μȣ́νdε̰jε. Εδέ κόμbετε̰ dοτε̰ σ̈πε̰-
ρέν̇ε̰νε̰ μb' έμε̰ριτ τ' ατῖ.

22 Ατε̰χ̇έρε ι πρȣ́νε̰ ν̇ε̰̃ τε̰ dιαλόσȣρε̰,
τε̰ ϐέρbȣρ̀ εδέ σ̈ȣρθ: εδέ ε σ̈ε̰ρõϊ
ατέ̰, κάκ̇ε̰ σᾶ ι ϐέρbȣρι εδέ σ̈ȣ̃ρδι
23 φλ̃ίστε εδέ σ̈ίχ̇τε. Εδέ γ̇ίθε̰ γ̇έ̰νdε̰jα
χ̇αbίτεσ̈ιν' ε θόσ̈ινε̰, Μος έ̰σ̈τε̰ κύϊ ι
24 bίρ̀ ι Δαϐίδιτ; Πό Φαρισέντε̰ κȣρ
dε̰γ̇ȣ́ανε̰ θάνε̰, Κύϊ νȣκε̰ νdσίερ
dιάjτε̰, ϐέτσ̈ με άνε̰ τε̰ Βεελ̃ζεϐȣ̃λιτ
τε̰ πάριτ dιάjϐετ.

25 Εδέ Jισȣ̃ϊ σι ν̇όχȣ μενdίμετ' ε ατύ-
ρεϐε, ȣ θά ατύρε, Τσ̈' dό μbε̰ρετε̰ρῖ
νdε̰ ȣνdάφτε̰ κȣ́νdρε̰ ϐέτε̰χ̇εσε̰ σᾶϊ,
σ̈κρετόνετε̰: εδέ τσ̈' dό κ̇υτέτ α
σ̈τε̰πῖ νdε̰ ȣνdάφτε̰ κȣ́νdρε̰ ϐέτε̰χ̇εσε̰
26 σᾶϊ νȣκε̰ dοτε̰ κ̇ε̰νdρόν̇ε̰. Εδέ Σα-
τανάϊ νdε̰ νdσιέρτε̰ Σατανάνε̰, ȣνdᾶ
κȣ́νdρε̰ ϐέτε̰χ̇εσε̰ τῖ: κ̇ύσ̈ dοτε̰ κ̇ε̰ν-
27 dρόν̇ε̰ πρᾶ μbε̰ρεν̇ε̰ρῖ' ε ατῖ; Εδέ
νdε̰ κ̇όφτε̰ σε ȣ́νε̰ νdσίερ dιάjτε̰ με
άνε̰ τε̰ Βεελ̃ζεϐȣ̃λιτ, bίjτε̰ τȣ́αϊ με
τσ̈' άνε̰ ι νdσιέρε̰νε̰; πε̰ρανdάϊ ατά
28 dοτε̰ jένε̰ γ̇υκ̇τάρε̰τε̰ τȣ́αϊ. Πό νdε̰
κ̇όφτε̰ σε ȣ́νε̰ νdσίερ dιάjτε̰ με άνε̰
τε̰ Φρύμε̰σε̰ Περε̰νdίσε̰. ϐάλε̰ αρίȣ

29 λεία τοῦ Θεοῦ. Ἢ πῶς δύναταί τις
νὰ εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ δυνατοῦ,
καὶ νὰ διαρπάσῃ τὰ σκεύη αὐτοῦ, ἐὰν
πρῶτον δὲν δέσῃ τὸν δυνατὸν, καὶ
τότε θέλει διαρπάσει τὴν οἰκίαν αὐτοῦ;

30 Ὅστις δὲν εἶναι μετ' ἐμοῦ, εἶναι κατ'
ἐμοῦ· καὶ ὅστις δὲν συνάγει μετ' ἐμοῦ,
31 σκορπίζει. Διὰ τοῦτο σᾶς λέγω, Πᾶσα
ἁμαρτία καὶ βλασφημία θέλει συγχωρηθῆ εἰς τοὺς ἀνθρώπους· ἡ κατὰ τοῦ Πνεύματος ὅμως βλασφημία
δὲν θέλει συγχωρηθῆ εἰς τοὺς ἀνθρώ-
32 πους. Καὶ ὅστις εἴπῃ λόγον κατὰ τοῦ
Υἱοῦ τοῦ ἀνθρώπου, θέλει συγχωρηθῆ
εἰς αὐτόν· ὅστις ὅμως εἴπῃ κατὰ τοῦ
Πνεύματος τοῦ Ἁγίου, δὲν θέλει συγχωρηθῆ εἰς αὐτὸν, οὔτε ἐν τούτῳ τῷ
33 αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι. Ἢ κάμετε τὸ δένδρον καλὸν, καὶ τὸν καρπὸν αὐτοῦ καλόν· ἢ κάμετε τὸ δένδρον σαπρὸν, καὶ τὸν καρπὸν αὐτοῦ
σαπρόν· διότι ἐκ τοῦ καρποῦ γνωρί-
34 ζεται τὸ δένδρον. Γεννήματα ἐχιδνῶν,
πῶς δύνασθε νὰ λαλῆτε καλὰ, ὄντες
πονηροί; διότι ἐκ τοῦ περισσεύματος
35 τῆς καρδίας λαλεῖ τὸ στόμα. Ὁ καλὸς ἄνθρωπος ἐκ τοῦ καλοῦ θησαυροῦ
τῆς καρδίας ἐκβάλλει τὰ καλά· καὶ ὁ
πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θη-
36 σαυροῦ ἐκβάλλει πονηρά. Σᾶς λέγω
δὲ, ὅτι διὰ πάντα λόγον ἀργὸν, τὸν
ὁποῖον ἤθελον λαλήσει οἱ ἄνθρωποι,
θέλουσιν ἀποδώσει λόγον δι' αὐτὸν ἐν
37 ἡμέρᾳ κρίσεως. Διότι ἐκ τῶν λόγων
σου θέλεις δικαιωθῆ, καὶ ἐκ τῶν λόγων σου θέλεις καταδικασθῆ.

38 Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων, λέγοντες, Διδάσκαλε, θέλομεν νὰ ἴδωμεν σημεῖον
ἀπὸ σοῦ.

39 Ἐκεῖνος δὲ ἀποκριθεὶς, εἶπε πρὸς
αὐτοὺς, Γενεὰ πονηρὰ καὶ μοιχαλὶς

29 μbε̱ jȣ μbε̱ρετε̱ρί' ε Περε̱νdίσε̱. Α
κ̇ύσ̈ μȣ́ντ τε̱ χ̇ύν̇ε̱ νdον̇ε̱ νdε̱ σ̈τε̱πί̃τ
τε̱ φόρτιτ, ε τε̱ ρ̇ε̱μbέν̇ε̱ ένε̱τ' ε ατί̃,
νdε̱ μος λ̇ίθτε̱ με̱̃ πε̱ρπάρα τε̱ φόρτινε̱, εδέ ατε̱χ̇έρε dοτε̱ ρ̇ε̱μbέν̇ε̱
30 σ̈τε̱πί̃ν' ε ατί̃; Αΰ κ̇ε̱ νȣκ' έ̱σ̈τε̱
bάσ̈κε̱ με μȣ́α, έ̱σ̈τε̱ κȣ́νdρε̱ μέjε:
εδέ αΰ κ̇ε̱ νȣκε̱ μbε̱λ̇έθ bάσ̈κε̱ με
31 μȣ́α, πε̱ρνdᾶν. Πε̱ρανdάϊ ȣ θέμ jȣ́ϐε,
σε Τσ̈' dό φάj ε τσ̈' dό ϐλασφιμί̃
dοτ' ȣ νdε̱jένετε̱ ν̇έρε̱ζε̱ϐετ: πό ϐλασφιμία κȣ́νdρε̱ Φρύμε̱σε̱ Σ̈ε̱ν̇τε̱ρȣάρε̱ νȣκε̱
32 dοτ' ȣ νdε̱jένετε̱ ν̇έρε̱ζε̱ϐετ. Εδέ ατί̃
κ̇ε̱ τε̱ θότε̱ φιάλ̇ε̱ κȣ́νdρε̱ τε̱ Βίριτ
ν̇ερίȣτ, dοτ' ι νdε̱jένετε̱: πό ατί̃ κ̇ε̱ τε̱
θότε̱ φιάλ̇ε̱ κȣ́νdρε̱ Φρύμε̱σε̱ Σ̈ε̱ν̇τε̱ρȣάρε̱, νȣκε̱ dοτ' ι νdε̱jένετε̱, ας μbε̱
33 κε̱τέ̱ jέτε̱, ας μb' ατέ̱ κ̇ε̱ ϐιέν. Α bέ̱νι
dρȣ̃νε̱ τε̱ μίρε̱, εδέ πέμε̱ν' ε ασᾶϊ τε̱
μίρε̱: α bέ̱νι dρȣ̃νε̱ τε̱ λ̇ίγε̱, εδέ
πέμε̱ν' ε ασᾶϊ τε̱ λ̇ίγε̱: σεπσέ dρȣ̃jα
34 ν̇ίχ̇ετε̱ νγα πέμα. Κε̱λ̇ύσ̈ νεπέ̱ρκασ̈,
κ̇ύσ̈ μȣ́ντ τε̱ φλ̇ίσνι τε̱ μίρα, τȣκε
κ̇έ̱νε̱ τε̱ λ̇ίκ̇; σεπσέ γόjα φλ̇έτ νγα
35 τεπε̱ρί̃τσ' ε ζέ̱με̱ρε̱σε̱. Ν̇ερίȣ ι μίρε̱
νdσίερ τε̱ μίρατε̱ νγα θεσᾶρ' ι μίρε̱
ι ζέ̱με̱ρε̱σε̱: εδέ ν̇ερίȣ ι λ̇ίκ νdσίερ
36 τε̱ λίγα νγα θεσᾶρ' ι λ̇ίκ. Εδέ πο
ȣ θέμ jȣ́ϐε, σε τσ̈' dό φιάλ̇ε̱ τε̱
νγέσ̈ιμε, νdε̱ ε φόλ̇σ̈ινε̱ ν̇έρε̱ζιτε̱,
dοτ' άπε̱νε̱ φιάλ̇ε̱ πε̱ρ ατέ̱ νdε̱ dίτε̱
37 τε̱ γ̇ῦκ̇ιτ. Σεπσέ νγα φιάλ̇ε̱τ' ε τȣ́α
dοτε̱ dάλ̇τσ̈ ι dρέϊτε̱, εδέ νγα φιάλ̇ε̱τ'
ε τȣ́α dοτε̱ γ̇υκόνεσ̈ πε̱ρ ι λ̇ίκ.

38 Ατε̱χ̇έρε̱ ȣπε̱ργ̇έκ̇νε̱ τσά νγα σ̈κρόν̇ε̱σιτ' ε νγα Φαρισέν̇τε̱, τȣκε θέ̱νε̱,
Με̱σόν̇ε̱ς, dȣ́αμε̱ τε̱ σ̈όχ̇ε̱με̱ σ̈έν̇ε̱
πρέϊ τέjε.

39 Εδέ αΰ ȣπε̱ργ̇έκ̇, ε ȣ θά ατύρε,
Βρέζ' ι λ̇ίκ εδέ κȣρϐᾶρ λ̇ύπε̱ν σ̈έν̇ε̱: εδέ

σημεῖον ζητεῖ· καὶ σημεῖον δὲν θέλει
δοθῆ εἰς αὐτήν, εἰμὴ τὸ σημεῖον Ἰω-
40 νᾶ τοῦ προφήτου. Διότι ὡς ὁ Ἰωνᾶς
ἦτο ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς
ἡμέρας καὶ τρεῖς νύκτας, οὕτω θέλει
εἶσθαι ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ
καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς
41 νύκτας. Ἄνδρες Νινευῖται θέλουσιν ἀ-
ναστηθῆ ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς
ταύτης, καὶ θέλουσι κατακρίνει αὐτήν·
διότι μετενόησαν εἰς τὸ κήρυγμα τοῦ
Ἰωνᾶ· καὶ ἰδού, πλειότερον τοῦ Ἰωνᾶ
42 εἶναι ἐδῶ. Ἡ βασίλισσα τοῦ Νότου
θέλει σηκωθῆ ἐν τῇ κρίσει μετὰ τῆς
γενεᾶς ταύτης, καὶ θέλει κατακρίνει
αὐτήν· διότι ἦλθεν ἐκ τῶν περάτων
τῆς γῆς, διὰ νὰ ἀκούσῃ τὴν σοφίαν
τοῦ Σολομῶντος· καὶ ἰδού, πλειότερον
τοῦ Σολομῶντος εἶναι ἐδῶ.

43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐ-
ξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽
ἀνύδρων τόπων, καὶ ζητεῖ ἀνάπαυσιν,
44 καὶ δὲν εὑρίσκει. Τότε λέγει, Ἄς ἐ-
πιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐ-
ξῆλθον. Καὶ ἐλθὸν, εὑρίσκει αὐτὸν κε-
νὸν, σεσαρωμένον καὶ ἐστολισμένον.
45 Τότε ὑπάγει καὶ παραλαμβάνει μεθ᾽
ἑαυτοῦ ἑπτὰ ἄλλα πνεύματα πονηρό-
τερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοι-
κοῦσιν ἐκεῖ· καὶ γίνονται τὰ ἔσχατα
τοῦ ἀνθρώπου ἐκείνου χειρότερα τῶν
πρώτων. Οὕτω θέλει εἶσθαι καὶ εἰς
τὴν γενεὰν ταύτην τὴν πονηράν.

46 Ἐνῷ δὲ αὐτὸς ἐλάλει ἔτι πρὸς τοὺς
ὄχλους, ἰδού, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ
αὐτοῦ, ἵσταντο ἔξω, ζητοῦντες νὰ λα-
47 λήσωσι πρὸς αὐτόν. Εἶπε δέ τις πρὸς
αὐτὸν, Ἰδοὺ, ἡ μήτηρ σου καὶ οἱ ἀ-
δελφοί σου ἵστανται ἔξω, ζητοῦντες νὰ
48 λαλήσωσι πρὸς σέ. Ὁ δὲ ἀποκριθεὶς
πρὸς τὸν εἰπόντα τοῦτο πρὸς αὐτὸν,
εἶπε, Τίς εἶναι ἡ μήτηρ μου, καὶ τίνες

σ̈έν̇ε̰ νȣκε̰ dοτ᾽ ι έπετ᾽ ατί, πε̰ρϐέτσ̈
40 σ̈έν̇ε̰σε̰ προφίτιτ Jονᾶ. Σεπσέ σικȣνdρε̰
Jονᾶϊ ίσ̈τε νdε̰ bάρκȣτ τε̰ ϐίσ̈ε̰σε̰ τρῖ dίτ
ε τρῖ νέτ, κε̰σ̈τȣ dοτε̰ jέτε̰ εδέ ι
Βΐρ᾽ ι ν̇ερίȣτ νdε̰ ζε̰με̰ρε̰τ τε̰ δε̃ȣτ
41 τρῖ dίτ ε τρῖ νέτ. Βȣ̃ρα Νινεϐίτε̰
dοτε̰ ν̇γ̇άλενε̰ νdε̰ dίτε̰ τε̰ γ̇ῦκ̇ιτ bάσ̈κε̰
με κε̰τέ̰ bρές, εδέ dοτα γ̇υκόν̇ε̰νε̰
πε̰ρ τε̰ λ̇ίκ: σεπσέ ȣπενdȣ́ανε̰ νdε̰
τε̰ λ̇ετσ̈ίτȣριτ τε̰ Jονᾶϊτ: εδέ jά
κε̰τȣ τεκ έσ̈τε̰ με̰ τέπε̰ρε̰ νγα Jονᾶϊ.
42 Μbε̰ρετε̰ρέσ̈᾽ ε ᾽Ανε̰σε̰ Μεσdίτε̰σε̰
dοτε̰ ν̇γ̇άλετε̰ bάσ̈κε̰ με κε̰τέ̰ bρές
νdε̰ dίτε̰ τε̰ γ̇ῦκ̇ιτ, εδέ dοτα γ̇υκόν̇ε̰
πε̰ρ τε̰ λ̇ίκ: σεπσέ έρδι νγα άνε̰τ᾽ ε
φȣν̇dιτ δε̃ȣτ, τε̰ dε̰γ̇όν̇ε̰ dιτȣρῖν᾽ ε
Σολομόνιτ: εδέ jά κε̰τȣ τεκ έ̰σ̈τε̰ με̰
τέπε̰ρε̰ σε Σολομόνι.
43 Εδέ φρῦμ᾽ ε πε̰γέ̰ρε̰ κȣρ dέλ̇ νγα
ν̇ερίȣ, σ̈κόν νdε̰πε̰ρ ϐέ̰νdε τε̰ πα-ȣjε̰,
τȣκε κε̰ρκȣ́αρε̰ τε̰ πρέ̰jτȣρε̰, ε νȣκε̰
44 γ̇ε̃ν. Ατε̰χ̇έρε θότε̰, Λ̇ετε̰ κε̰θένεμ
νdε̰ σ̈τε̰πῖτ τίμε, ανdε̃j νγα dόλα.
Εδέ σι ϐιέν, ε γ̇ε̃ν ατέ̰ σbράζε̰τε̰,
45 φσ̈ίρε̰ ε στολ̇ίσȣρε̰. Ατε̰χ̇έρε ϐέτε ε
μέρ̇ με ϐέτε̰χ̇ε σ̈τάτε̰ φρύμα τε̰
τιέρα με̰ τε̰ λ̇ίγα σε ϐέτε̰χ̇εν᾽ ε σᾶϊ,
εδέ χ̇ύν̇ε̰ν᾽ ε ρ̇ίνε̰ ατιέ: εδέ τε̰ πα-
στάϊμετ᾽ ε ατῖ ν̇ερίȣ bέ̰νενε̰ με̰ τε̰
κε̰κ̇ία σε τε̰ πάρατε̰. Κε̰σ̈τȣ́ dοτε̰
jέτ᾽ εδέ μbε̰ κε̰τέ̰ bρές τε̰ λ̇ίκ.
46 Εδέ αΰ κȣρ ίσ̈τε πο τȣκε φό-
λ̇ȣρε̰ γ̇έ̰νdε̰jεσε̰, jά ε έ̰μα εδέ τε̰
ϐε̰λέ̰ζε̰ριτ᾽ ε ατί, τε πο ρ̇ίνινε̰ jάσ̈τε̰,
ε κε̰ρκόνινε̰ τε̰ φλ̇ίσνινε̰ με ατέ̰.
47 Ατε̰χ̇έρε ν̇ε̰ ν̇ερῖ ι θα ατί, Jά jοτ-έ̰με̰
εδέ τε̰τ-ϐε̰λέ̰ζε̰ρε̰ τε πο ρ̇ίνε̰ jάσ̈τε̰,
48 ε κε̰ρκόν̇ε̰νε̰ τε̰ φλ̇άσε̰νε̰ με τῦϊ. Πό
αΰ ȣπε̰ργ̇έκ̇ ε ι θά ατί κ̇ε̰ θά κε̰τέ̰,
Τσίλ̇α έ̰σ̈τ᾽ ιμ-με̰, εδέ τσίλ̇ε̰τε̰ jάνε̰

49 εἶναι οἱ ἀδελφοί μου; Καὶ ἐκτείνας
τὴν χεῖρα αὐτοῦ πρὸς τοὺς μαθητὰς
αὐτοῦ, εἶπεν, Ἰδοὺ ἡ μήτηρ μου καὶ
50 οἱ ἀδελφοί μου. Διότι ὅστις κάμῃ τὸ
θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς,
αὐτός μου εἶναι ἀδελφὸς καὶ ἀδελφὴ
καὶ μήτηρ.

Κεφ. ιγ'.

1 ἘΝ ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἐξελθὼν ὁ
Ἰησοῦς ἀπὸ τῆς οἰκίας, ἐκάθητο πλησίον
2 τῆς θαλάσσης. Καὶ συνήχθησαν
πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε ἐμβὰς
εἰς τὸ πλοῖον ἐκάθητο· καὶ πᾶς ὁ ὄχλος
3 ἵστατο ἐπὶ τὸν αἰγιαλόν. Καὶ
ἐλάλησε πρὸς αὐτοὺς πολλὰ διὰ παραβολῶν,
λέγων.
Ἰδού, ἐξῆλθεν ὁ σπείρων διὰ νὰ
4 σπείρῃ. Καὶ ἐνῷ ἔσπειρεν, ἄλλα μὲν
ἔπεσον παρὰ τὴν ὁδόν· καὶ ἦλθον τὰ
5 πετεινά, καὶ κατέφαγον αὐτά. Ἄλλα
δὲ ἔπεσον ἐπὶ τὰ πετρώδη, ὅπου δὲν
εἶχον γῆν πολλήν· καὶ εὐθὺς ἀνεφύησαν,
6 ἐπειδὴ δὲν εἶχον βάθος γῆς· καὶ
ὅτε ἀνέτειλεν ὁ ἥλιος, ἐκαυματίσθησαν,
καὶ ἐπειδὴ δὲν εἶχον ῥίζαν, ἐξηράνθησαν.
7 Ἄλλα δὲ ἔπεσον ἐπὶ τὰς
ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι,
8 καὶ ἀπέπνιξαν αὐτά. Ἄλλα δὲ ἔπεσον
ἐπὶ τὴν γῆν τὴν καλήν· καὶ ἔδιδον
καρπόν, τὸ μὲν ἑκατόν, τὸ δὲ ἑξήκοντα,
9 τὸ δὲ τριάκοντα. Ὁ ἔχων ὦτα
διὰ νὰ ἀκούῃ, ἂς ἀκούῃ.
10 Καὶ προσελθόντες οἱ μαθηταί, εἶπον
πρὸς αὐτόν, Διὰ τί λαλεῖς πρὸς αὐτοὺς
11 διὰ παραβολῶν; Ὁ δὲ ἀποκριθείς,
εἶπε πρὸς αὐτούς, Διότι εἰς ὑμᾶς ἐδόθη
νὰ γνωρίσητε τὰ μυστήρια τῆς βασιλείας
τῶν οὐρανῶν, εἰς ἐκείνους ὅμως
12 δὲν ἐδόθη. Διότι ὅστις ἔχει, ἔτι
θέλει δοθῇ εἰς αὐτόν, καὶ θέλει περισ-

49 τε̱μ-βε̱λέζε̱ρε̱; Εδέ σ̈τρίτι dόρε̱ν' ε
τῖ μbι νdσέ̱νε̱σιτ' ε τῖ, ε θά, Jά
50 ιμ-με̱̃, εδέ τε̱μ-βε̱λέζε̱ρε̱. Σεπσέ κ8σ̈
τε̱ bέ̱ν̇ε̱ dασ̈8ρίμιν' ε τιμ-έτι κ̇ε̱ έ̱σ̈τε̱
νdε̱ κ̇ιέjετ, αΰ με̱ έ̱σ̈τε̱ βε̱λᾶ ε
μότε̱ρ' ε μέ̱με̱.

Κρε̱ῗ 13.

1 Εδέ μb' ατέ̱ dίτε̱ σι dόλι Jισ8ῗ
2 νγα σ̈τε̱πῖα, ρ̇ίντε πε̱ράνε̱ dε̱̃τιτ. Εδέ
8μbε̱λ̇όθνε̱ τεκ αΰ σ̈8με̱ γ̇έ̱νdε̱jε,
κάκ̇ε̱ σᾶ αΰ χ̇ύρι νdε̱ λ̇8νdρε̱τ ε
ρ̇ίντε: εδέ γ̇ίθε̱ γ̇έ̱νdε̱jα ρ̇ίντε b8ζε̱
3 dε̱̃τιτ. Εδέ 8 φόλ̇ι ατύρε σ̈8με̱ με
παραβολ̇ῖ, τ8κε θέ̱νε̱,
Jά μbιέλε̱σι τε dόλι τε̱ μbιέλε̱.
4 Εδέ αΰ τε πο μbίλτε, τσά ράνε̱
πε̱ράνε̱ 8δε̱σε̱: εδέ έρθνε̱ σ̈πέσε̱τε̱, ε
5 ι χ̇έ̱νγρε̱ν τε̱ γ̇ίθα. Εδέ τε̱ τιέρα
ράνε̱ μbε̱ γ8ρίσ̈τετ, τε σ' κίσ̈τε δε̱̃
σ̈8με̱: εδέ πε̱ρν̇ε̱χέρε̱ bίνε̱, σεπσέ
6 σ' κίσ̈τε δε̱̃ τε̱ θέλε̱: πό κ8ρ λ̇ίνdι
dιέλι, 8dόκ̇νε̱, εδέ πασσί ν8κε̱ κίσ̈ινε̱
7 ρ̇έ̱ν̇ε̱, 8θάνε̱. Εδέ τε̱ τιέρα ράνε̱
μbε̱ dρίζατ, εδέ 8ρίτνε̱ dρίζατε̱, ε ι
8 μbύτνε̱ ατό. Εδέ τε̱ τιέρα ράνε̱ μbε̱
δε̱̃ τε̱ μίρε̱: εδέ έπνινε̱ πέμε̱, ν̇έ̱ρα
ν̇ε̱̃ κ̇ίντ, ε τιάτε̱ρα γ̇ασ̈τε̱-δίετε̱, ε
9 τιάτε̱ρα τρι-δίετε̱. Κ8σ̈ κᾶ βέσ̈ε̱ πε̱ρ
τε̱ dε̱γ̇8αρε̱, λ̇ετε̱ dε̱γ̇όν̇ε̱:
10 Εδέ νdσέ̱νε̱σιτ' έρθνε̱ πε̱ράνε̱ ε ι
θάν' ατῖ, Πε̱ρσέ 8 φλ̇έτ ατύρε με
11 παραβολ̇ῖ; Εδέ αΰ 8πε̱ργ̇έκ̇ ε 8 θά
ατύρε, Σεπσέ μbε̱ j8 έ̱σ̈τε̱ δέ̱νε̱ τε̱
μέρ̇νι βέσ̈ τε φσ̈έχ8ρατ' ε μbε̱ρετε̱ρίσε̱
κ̇ιέjεβετ, πό μb' ατά ν8κ' έ̱σ̈τε̱
12 δέ̱νε̱. Σεπσέ αΰ κ̇ε̱ κᾶ, dοτ' ι έπετε̱
εδέ με̱̃, εδέ dοτε̱ τεπε̱ρόν̇ε̱: πό αΰ κ̇ε̱

σευθῇ· ὅστις ὅμως δὲν ἔχει, καὶ ὅ, τι
13 ἔχῃ θέλει ἀφαιρεθῇ ἀπ' αὐτοῦ. Διὰ
τοῦτο λαλῶ πρὸς αὐτοὺς διὰ παραβολῶν,
διότι βλέποντες δὲν βλέπουσι,
καὶ ἀκούοντες δὲν ἀκούουσιν, οὐδὲ νοοῦσι.
14 Καὶ ἐκπληροῦται ἐπ' αὐτῶν ἡ
προφητεία τοῦ Ἡσαΐου, ἡ λέγουσα,
Μὲ τὴν ἀκοὴν θέλετε ἀκούσει, καὶ δὲν
θέλετε ἐννοήσει· καὶ βλέποντες θέλετε
15 ἰδεῖ, καὶ δὲν θέλετε καταλάβει. Διότι
ἐπαχύνθη ἡ καρδία τοῦ λαοῦ τούτου,
καὶ μὲ τὰ ὦτα βαρέως ἤκουσαν, καὶ
τοὺς ὀφθαλμοὺς αὐτῶν ἔκλεισαν, μήποτε
ἴδωσι μὲ τοὺς ὀφθαλμούς, καὶ
ἀκούσωσι μὲ τὰ ὦτα, καὶ νοήσωσι μὲ
τὴν καρδίαν, καὶ ἐπιστρέψωσι, καὶ
16 ἰατρεύσω αὐτούς· Ὑμῶν δὲ οἱ ὀφθαλμοὶ
εἶναι μακάριοι, διότι βλέπουσι·
17 καὶ τὰ ὦτα ὑμῶν, διότι ἀκούουσιν. Ἐπειδὴ
ἀληθῶς σας λέγω, ὅτι πολλοὶ
προφῆται καὶ δίκαιοι ἐπεθύμησαν νὰ
ἴδωσιν ὅσα βλέπετε, καὶ δὲν εἶδον· καὶ
νὰ ἀκούσωσιν ὅσα ἀκούετε, καὶ δὲν ἤκουσαν.

18 Ὑμεῖς λοιπὸν ἀκούσατε τὴν παραβολὴν
19 τοῦ σπείροντος. Παντὸς ἀκούοντος
τὸν λόγον τῆς βασιλείας, καὶ μὴ νοοῦντος,
ἔρχεται ὁ πονηρὸς, καὶ ἁρπάζει
τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ·
οὗτος εἶναι ὁ σπαρθεὶς παρὰ τὴν ὁδόν.
20 Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρθεὶς, οὗτος
εἶναι ὁ ἀκούων τὸν λόγον, καὶ εὐθὺς
21 μετὰ χαρᾶς δεχόμενος αὐτόν· δὲν ἔχει
ὅμως ῥίζαν ἐν ἑαυτῷ, ἀλλ' εἶναι πρόσκαιρος·
ὅταν δὲ γείνῃ θλῖψις ἢ διωγμὸς
διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται.
22 Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρθεὶς, οὗτος
εἶναι ὁ ἀκούων τὸν λόγον· ἔπειτα ἡ
μέριμνα τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη
τοῦ πλούτου συμπνίγει τὸν λό-

νȣκε̧ κᾶ, εδέ τσ̈' τε̧ κέτε̧ dοτε̧ μέρ̇ετε̧
13 νγα αὔ. Πε̧ρανdάϊ ȣ φλ̇άς
ατύρε με παραϐολ̇ῖ, σεπσέ τȣκε
πάρε̧ νȣκε̧ σ̈όχ̇ε̧νε̧, εδέ τȣκε dε̧γ̇ȣ́αρε̧
νȣκε̧ dε̧γ̇όν̇ε̧νε̧, ας νȣκε̧ κȣπε̧τόν̇ε̧νε̧.
14 Εδέ μbȣ́σ̈ετε̧ μb' ατά προφιτῖ'
ε Ισαΐσε̧, κ̇ε̧ θότε̧, Με τε̧
dε̧γ̇ȣ́αρε̧ dοτε̧ dε̧γ̇όνι, πό νȣκε̧ dοτε̧
μέρ̇νι ϐέσ̈: εδέ τȣκε πάρε̧ dοτε̧ σ̈ίχ̇νι,
15 πό νȣκε̧ dοτε̧ κȣπε̧τόνι. Σεπσέ
ȣτράσ̈ ζ̇έ̧με̧ρ' ε κε̧τῖ λ̇αȣ̃ζι, εδέ dε̧γ̇ȣ́ανε̧
ρ̇έ̧νdε̧ με ϐέσ̈ε̧τ' ε τύρε, εδέ
μbύλνε̧ σῦτ' ε τύρε, κ̇ε̧ τε̧ μος σ̈όχ̇ε̧νε̧
νdον̇ε̧ χ̇έρε̧ με σῦτ, εδέ τε̧ dε̧γ̇όν̇ε̧νε̧
με ϐέσ̈ε̧τ, εδέ τε̧ κȣπε̧τόν̇ε̧νε̧
με ζ̇έ̧με̧ρε̧νε̧, εδέ τε̧ κε̧θένενε̧, ε τ' ι
16 σ̈ε̧ρόν̇ ατά. Πό jȣ́ϐε ȣ jάνε̧ τε̧
λ̇ȣ́μȣρε̧ σῦτε̧, σε σ̈όχ̇ε̧νε̧: εδέ ϐέσ̈ε̧τε̧
17 τȣ́αϊ, σε dε̧γ̇όν̇ε̧νε̧. Σεπσέ με τε̧
ϐε̧ρτέτε̧ πο ȣ θέμ jȣ́ϐε, σε σ̈ȣ́με̧
προφίτε̧ρ' εδέ τε̧ dρέϊτε̧ dε̧σ̈ε̧ρȣ́ανε̧
τε̧ σ̈όχ̇ε̧νε̧ σᾶ σ̈ίχ̇νι jȣ, εδέ νȣκε̧
πάνε̧: εδέ τε̧ dε̧γ̇όν̇ε̧νε̧ σᾶ dε̧γ̇όνι
jȣ́, εδέ νȣκε̧ dε̧γ̇ȣ́ανε̧.

18 Jȣ́ πρᾶ dε̧γ̇όνι παραϐολ̇ῖν' ε μbιέλε̧σιτ.
19 Κȣσ̈dό κ̇ε̧ dε̧γ̇όν φιάλ̇ε̧ν' ε
μbε̧ρετε̧ρίσε̧, εδέ νȣκ' ε κȣπε̧τόν, ϐιέν
ι λ̇ίγȣ, εδέ ρ̇ε̧μbέν ατέ̧ κ̇ε̧ έ̧σ̈τε̧ μbιέλε̧
νdε̧ ζ̇έ̧με̧ρε̧ τ' ατῖ: κύϊ έ̧σ̈τε̧ σι αjόφαρα
20 κ̇ε̧ ȣμbȣ́αλ πε̧ράν' ȣ́δε̧σε̧. Εδέ τσ̈'
ȣμbȣ́αλ μbε̧ γȣρίσ̈τετ, κύϊ έ̧σ̈τ' αὔ
κ̇ε̧ dε̧γ̇όν φιάλ̇ε̧νε̧, εδέ πε̧ρν̇ε̧χ̇έρε̧ ε
21 μέρ̇ με γε̧ζίμ: πό σ' κᾶ ρ̇έ̧ν̇ε̧ νdε̧
ϐέτε̧χ̇ετ τε̧ τῖ, ανdάϊ έ̧σ̈τε̧ πε̧ρ πάκ
κόχ̇ε̧: σεπσέ κȣρ τε̧ bέ̧νετε̧ σ̈τρε̧νγίμ
α τε̧ νdιέκȣρε̧ πε̧ρ φιάλ̇ε̧νε̧, πε̧ρν̇ε̧χ̇έρε̧
22 σκανδαλ̇ίσετε̧. Εδέ τσ̈' ȣμbȣ́αλ
νdε̧ρ̇ dρΐζατ' κύϊ έ̧σ̈τ' αὔ κ̇ε̧ dε̧γ̇όν
φιάλ̇ε̧νε̧: πό κȣjdέσι ι κε̧σᾶϊ jέτε,
εδέ γε̧ν̇ίμι ι γ̇έ̧σε̧ μbύτ φιάλ̇ε̧νε̧,

23 γον, καὶ γίνεται ἄκαρπος. Ὁ δὲ σπαρθεὶς
ἐπὶ τὴν γῆν τὴν καλὴν, οὗτος
εἶναι ὁ ἀκούων τὸν λόγον, καὶ νοῶν·
ὅστις καὶ καρποφορεῖ, καὶ κάμνει, ὁ
μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.

24 Ἄλλην παραβολὴν παρέθηκεν εἰς
αὐτοὺς, λέγων,
Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν
μὲ ἄνθρωπον, ὅστις ἔσπειρε καλὸν
25 σπόρον ἐν τῷ ἀγρῷ αὐτοῦ· ἀλλ' ἐνῷ
ἐκοιμῶντο οἱ ἄνθρωποι, ἦλθεν ὁ ἐχθρὸς
αὐτοῦ, καὶ ἔσπειρε ζιζάνια ἀνὰ
26 μέσον τοῦ σίτου, καὶ ἀνεχώρησεν. Ὅτε
δὲ ἐβλάστησεν ὁ χόρτος, καὶ ἔκαμε
καρπὸν, τότε ἐφάνησαν καὶ τὰ ζιζάνια.
27 Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ
οἰκοδεσπότου, εἶπον πρὸς αὐτὸν, Κύριε,
καλὸν σπόρον δὲν ἔσπειρας ἐν τῷ
ἀγρῷ σου; πόθεν λοιπὸν ἔχει τὰ ζιζάνια;
28 Ὁ δὲ εἶπε πρὸς αὐτοὺς, Ἐχθρὸς
ἄνθρωπος ἔκαμε τοῦτο. Οἱ δὲ δοῦλοι
εἶπον πρὸς αὐτὸν, Θέλεις λοιπὸν νὰ
ὑπάγωμεν καὶ νὰ συλλέξωμεν αὐτά;
29 Ὁ δὲ εἶπεν, Οὐχὶ, μήποτε συλλέγοντες
τὰ ζιζάνια ἐκῤῥιζώσητε μετ' αὐτῶν
30 τὸν σῖτον· ἀφήσατε νὰ συναυξάνωσιν
ἀμφότερα μέχρι τοῦ θερισμοῦ· καὶ ἐν
τῷ καιρῷ τοῦ θερισμοῦ θέλω εἰπεῖ
πρὸς τοὺς θεριστὰς, Συλλέξατε πρῶτον
τὰ ζιζάνια, καὶ δέσατε αὐτὰ εἰς δέσμας,
διὰ νὰ κατακαύσητε αὐτά· τὸν
δὲ σῖτον συνάξατε εἰς τὴν ἀποθήκην
μου.

31 Ἄλλην παραβολὴν παρέθηκεν εἰς
αὐτοὺς, λέγων,
Ὁμοία εἶναι ἡ βασιλεία τῶν οὐρανῶν
μὲ κόκκον σινάπεως, τὸν ὁποῖον
λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ
32 αὐτοῦ· τὸ ὁποῖον εἶναι μὲν μικρότερον
πάντων τῶν σπερμάτων· ὅταν ὅμως
αὐξηθῇ, εἶναι μεγαλήτερον τῶν λαχάνων,
καὶ γίνεται δένδρον, ὥστε ἔρ-

23 εδέ bε̱νετε̱ ι πα-πέμε̱. Εδέ τσ̈' ȣ-μbȣαλ
μbε̱ δε̱ τε̱ μίρε̱, κύϊ έ̱σ̈τ' αύ
κ̇ε̱ dε̱γ̇όν φιάλ̔ε̱νε̱, εδέ ε κȣπε̱τόν:
πε̱ρανdαϊ αύ bίje πέμε̱, εδέ bέ̱ν,
ν̇ε̱ρι ν̇ε̱ κ̇ίντ, ε τιάτε̱ρι γ̇ασ̈τε̱-δίετε̱,
ε τιάτε̱ρι τρι-δ̔ίετε̱.

24 Ν̇ε̱ τιάτε̱ρε̱ παραϐολ̔ί ȣ πρȣ́ρι
ατύρε, τȣκε θέ̱νε̱,
Μbε̱ρετε̱ρί' ε κ̇ιέjεϐετ γ̇ᾶȣ με ν̇ε̱
ν̇ερί κ̇ε̱ μbόλι φάρε̱ τε̱ μίρε̱ νd' άρε̱
25 τε̱ τί: πό κȣρ φλ̔ίνινε̱ ν̇έρε̱ζιτε̱, έρδι
αρε̱μίκȣ ι ατί, ε μbόλι έγ̇ε̱ρ νdε̱ρ
26 μέστ τε̱ γρȣ̃ριτ, εδέ ίκȣ. Εδέ κȣ́ρ
bίȣ bᾶρι, ε bέ̱ρι πέμε̱, ατε̱χ̇έρε
27 ȣdȣ́κ εδέ έγ̇ε̱ρι. Εδέ σ̈ε̱ρbε̱τόρε̱τ'
έρθνε̱ πε̱ράνε̱ τε̱ ζ̔ότιτ σ̈τε̱πίσε̱, ε
ι θάνε̱, Ζότ, νȣκε̱ μbόλε τί φάρε̱
τε̱ μίρε̱ νd άρε̱τ τέ̱νdε; νγα dόλι
28 πρᾶ έγ̇ε̱ρι; Εδέ αύ ȣ θά ατύρε,
Νdον̇ε̱ ν̇ερί αρε̱μίκ ε κᾶ bέ̱ρε̱ κε̱τέ̱.
Εδέ σ̈ε̱ρbε̱τόρε̱τ' ι θάν' ατί, Dό πρᾶ
29 τε̱ ϐέμι ε τα μbε̱λ̔έδε̱μ' ατέ̱; Πό
αύ θά, Jό: σεπσέ τȣκε μbε̱λ̔έδȣρ'
έγ̇ε̱ρινε̱ μος σ̈κȣ́λ̔νι γρȣ́ρε̱τε̱ bάσ̈κε̱
30 με ατέ̱: λ̔έρινι τε̱ ρ̇ίτενε̱ τε̱ dύ
bάσ̈κε̱ γ̇ερ μbε̱ τε̱ κόρε̱τ: εδέ νdε̱
κόχ̇ε̱ τε̱ κόριτ dοτ' ȣ θέμ κόρε̱σε̱ϐετ,
Μbε̱λ̔ίθνι με̱ πε̱ρπάρα έγ̇ε̱ρινε̱, εδέ
ε λ̔ίθνι dόραζε̱, πε̱ρ τε̱ dιέγȣρ' ατέ̱
εδέ γρȣ́ρε̱τ' ε μbε̱λ̔ίθνι νdε̱ γρȣνᾶρτ
τίμ.

31 Ν̇ε̱ τιάτε̱ρε̱ παραϐολ̔ί ȣ πρȣ́ρι ατύρε,
τȣκε θέ̱νε̱,
Μbε̱ρετε̱ρί' ε κ̇ιέjεϐετ γ̇ᾶν με ν̇ε̱
κόκ̇ε σινάπι, τε̱ τσίλ̔ε̱ν' ε μόρι ν̇ε̱
32 ν̇ερί εδέ ε μbόλι νd'άρε̱τ τε̱ τί: ajó
έ̱σ̈τε̱ με̱ ε ϐόγε̱λ̔ε̱ σε γ̇ίθε̱ φάρατε̱:
πό κȣρ ρ̇ίτετε̱, έ̱σ̈τε̱ με̱ ε μάδε
σε λ̔άκε̱ρατε̱, εδέ bέ̱νετε̱ dρȣ̃,

χονται τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ
κατασκηνοῦσιν ἐν τοῖς κλάδοις αὐτοῦ.
33 Ἄλλην παραβολὴν εἶπε πρὸς αὐτούς.

Ὁμοία εἶναι ἡ βασιλεία τῶν οὐρανῶν μὲ προζύμιον, τὸ ὁποῖον λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς τρία μέτρα ἀλεύρου, ἑωσοῦ ἔγεινεν ὅλον ἔνζυμον.

34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς
διὰ παραβολῶν πρὸς τοὺς ὄχλους, καὶ
χωρὶς παραβολῆς δὲν ἐλάλει πρὸς αὐ-
35 τούς· διὰ νὰ πληρωθῇ τὸ ῥηθὲν διὰ
τοῦ προφήτου, λέγοντος, Θέλω ἀνοίξει ἐν παραβολαῖς τὸ στόμα μου· θέλω ἀπαγγείλει πράγματα κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.

36 Τότε ἀφήσας τοὺς ὄχλους ἦλθεν εἰς
τὴν οἰκίαν ὁ Ἰησοῦς, καὶ προσῆλθον
πρὸς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγον-
τες, Ἐξήγησον εἰς ἡμᾶς τὴν παραβο-
37 λὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. Ὁ δὲ
ἀποκριθεὶς εἶπε πρὸς αὐτοὺς, Ὁ σπεί-
ρων τὸν καλὸν σπόρον εἶναι ὁ Υἱὸς
38 τοῦ ἀνθρώπου. Ὁ δὲ ἀγρὸς εἶναι ὁ
κόσμος· ὁ δὲ καλὸς σπόρος, οὗτοι
εἶναι οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ
39 ζιζάνια εἶναι οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ
δὲ ἐχθρὸς, ὅστις ἔσπειρεν αὐτὰ, εἶναι
ὁ διάβολος· ὁ δὲ θερισμὸς εἶναι ἡ συν-
τέλεια τοῦ αἰῶνος· οἱ δὲ θερισταὶ εἶναι
40 οἱ ἄγγελοι. Καθὼς λοιπὸν συλλέγονται
τὰ ζιζάνια καὶ κατακαίονται ἐν πυρὶ,
οὕτω θέλει εἶσθαι ἐν τῇ συντελείᾳ τοῦ
41 αἰῶνος τούτου. Θέλει ἀποστείλει ὁ Υἱ-
ὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐ-
τοῦ, καὶ θέλουσι συλλέξει ἐκ τῆς βα-
σιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα,
42 καὶ τοὺς πράττοντας τὴν ἀνομίαν· καὶ
θέλουσι ῥίψει αὐτοὺς εἰς τὴν κάμινον
τοῦ πυρός· ἐκεῖ θέλει εἶσθαι ὁ κλαυθ-
43 μὸς καὶ ὁ τριγμὸς τῶν ὀδόντων. Τότε
οἱ δίκαιοι θέλουσιν ἐκλάμψει ὡς ὁ ἥ-
λιος, ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐ-

κάκ̇ε̱ σᾶ βίν̇ε̱νε̱ σ̈πέσε̱τ' ε κ̇ιέλιτ,
ε ρ̇ίνε̱ νdε̱νε̱ dέγατ τ'ασᾶϊ.
33 Ν̇ε̱ τιάτε̱ρε̱ παραβολ̇ῖ ȣ φόλ̇ι
ατύρε,

Μbε̱ρετε̱ρῖ' ε κ̇ιέjεβετ γ̇ᾶν με bρȣ́με̱, τε̱ τσίλ̇ιν' ε μόρι ν̇ε̱ γρȣ́α, εδέ ε φσ̈έχ̇ȣ νdε̱ τρῖ μάσα μίελι, γ̇ερσᾶ ȣμbρȣ́ῗτ γ̇ίθε̱.

34 Κε̱τό τε̱ γ̇ίθα ȣα φόλ̇ι Jισȣ̃ϊ
γ̇έ̱νdε̱jεσε̱ με ποραβολ̇ία, εδέ πα
35 παραβολ̇ῖ νȣκ' ȣ φλ̇ίστε ατύρε: κ̇ε̱
τε̱ μbȣ́σ̈ετε̱ τσ̈' έ̱σ̈τε̱ θέ̱νε̱ νγα προ-
φίτι, κ̇ε̱ θότε̱, Dοτε̱ χ̇άπ γόjε̱νε̱
τίμε με παραβολ̇ία: dοτε̱ φλ̇άσ τε̱
φσ̈έχ̇ȣρα κ̇ε̱ κȣρ έ̱σ̈τε̱ νγρέχ̇ȣρε̱
bότα.

36 Ατε̱χ̇έρε Jισȣ̃ϊ λ̇ά γ̇έ̱νdε̱jεν' ε
έρδι νdε̱ σ̈τε̱πῖτ, εδέ νdσ̈έ̱νε̱σιτ' ε
ατῖ ι έρθνε̱ πε̱ράνε̱, ε ι θάνε̱, Σγ̇ίθ-να
37 παραβολ̇ῖν' ε έγ̇ε̱ραβετ άρε̱σε̱. Εδέ
αΰ ȣπε̱ργ̇έκ̇ ε ȣ θά ατύρε, Αΰ κ̇ε̱
μbίελ φάρε̱ν' ε μίρε̱ έ̱σ̈τ' ι Βίρ̇'
38 ι ν̇ερίȣτ: εδέ άρα έ̱σ̈τε̱ bότα:
εδέ φάρ' ε μίρε̱ jάνε̱ τε̱ bίjτ' ε
μbε̱ρετε̱ρίσε̱: εδέ έγ̇ε̱ρατε̱ jάνε̱ τε̱
39 bίjτ' ε τε̱ λ̇ίγȣτ: εδέ αρε̱μίκȣ κ̇ε̱
μbόλι ατά, έ̱σ̈τε̱ dιᾶλι: εδέ τε̱
κόρ̇ε̱τε̱ έ̱σ̈τε̱ τε̱ μbαρȣ́αρε̱τ' ε jέτε̱σε̱:
40 εδέ κόρ̇ε̱σιτε̱ jάνε̱ έ̱νγ̇ε̱jτε̱. Σικȣ́νdρε̱
πρᾶ μbε̱λ̇ίδεν' έγ̇ε̱ρατε̱, εδέ dίγ̇ενε̱
νdε̱ ζιάρ̇, κε̱σ̈τȣ́ dοτε̱ jέτε̱ μbε̱ τε̱
41 μbαρȣ́αρε̱τ τε̱ κε̱σάϊ jέτε. Ι Βίρ̇' ι
ν̇ερίȣτ dοτε̱ dε̱ργόν̇ε̱ έ̱νγ̇ε̱jτ' ε τῖ,
εδέ dοτε̱ μbε̱λ̇έδε̱νε̱ νγα μbε̱ρετε̱ρῖ'
ε ατῖ γ̇ίθε̱ σκανδαλ̇ίτε̱, εδέ ατά κ̇ε̱
42 bέ̱ν̇ε̱νε̱ πα-ȣδε̱ρίν̇ε̱: εδέ dοτ' ι χ̇έδε̱ν'
ατά νdε̱ φȣρ̇ε̱ τε̱ ζιάρ̇ιτ: ατιέ dοτε̱
jέτε̱ τε̱ κ̇jάρε̱τ' ε τε̱ κε̱ρτσε̱λίτȣριτ'
43 ε δέ̱μbε̱βετ. Ατε̱χ̇έρε τε̱ dρέϊτε̱τε̱
dοτε̱ νdρίτν̇ε̱νε̱ σι dιέλι νdε̱ μbε̱-

τῶν. Ὁ ἔχων ὦτα διὰ νὰ ἀκούῃ, ἂς
ἀκούῃ.
44 Πάλιν, ὁμοία εἶναι ἡ βασιλεία τῶν
οὐρανῶν μὲ θησαυρὸν κεκρυμμένον ἐν
τῷ ἀγρῷ, τὸν ὁποῖον εὑρὼν ἄνθρωπος
ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑ-
πάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει, καὶ
ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45 Πάλιν, ὁμοία εἶναι ἡ βασιλεία τῶν
οὐρανῶν μὲ ἄνθρωπον ἔμπορον, ζη-
46 τοῦντα καλοὺς μαργαρίτας· ὅστις εὑ-
ρὼν ἕνα πολύτιμον μαργαρίτην, ὑπῆγε
καὶ ἐπώλησε πάντα ὅσα εἶχε, καὶ ἠ-
γόρασεν αὐτόν.

47 Πάλιν, ὁμοία εἶναι ἡ βασιλεία τῶν
οὐρανῶν μὲ δίκτυον, τὸ ὁποῖον ἐῤῥίφθη
εἰς τὴν θάλασσαν, καὶ συνήγαγεν ἀπὸ
48 παντὸς εἴδους· τὸ ὁποῖον, ἀφοῦ ἐγε-
μίσθη, ἀνεβίβασαν ἐπὶ τὸν αἰγιαλὸν,
καὶ καθήσαντες, συνέλεξαν τὰ καλὰ εἰς
ἀγγεῖα, τὰ δὲ ἀχρεῖα ἔῤῥιψαν ἔξω.
49 Οὕτω θέλει εἶσθαι ἐν τῇ συντελείᾳ
τοῦ αἰῶνος· θέλουσιν ἐξέλθει οἱ ἄγγε-
λοι, καὶ θέλουσιν ἀποχωρίσει τοὺς πο-
50 νηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ θέ-
λουσι ῥίψει αὐτοὺς εἰς τὴν κάμινον τοῦ
πυρός· ἐκεῖ θέλει εἶσθαι ὁ κλαυθμὸς
καὶ ὁ τριγμὸς τῶν ὀδόντων.

51 Λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, Ἐνο-
ήσατε ταῦτα πάντα; Λέγουσι πρὸς
52 αὐτὸν, Ναὶ, Κύριε. Ὁ δὲ εἶπε πρὸς
αὐτοὺς, Διὰ τοῦτο πᾶς γραμματεὺς
μαθητευθεὶς εἰς τὰ περὶ τῆς βασιλείας
τῶν οὐρανῶν εἶναι ὅμοιος μὲ ἄνθρω-
πον οἰκοδεσπότην, ὅστις ἐκβάλλει ἐκ
τοῦ θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά.

53 Καὶ ἀφοῦ ἐτελείωσεν ὁ Ἰησοῦς τὰς
παραβολὰς ταύτας, ἀνεχώρησεν ἐκεῖθεν.
54 Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐ-
δίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐ-
τῶν, ὥστε ἐξεπλήττοντο καὶ ἔλεγον,
Πόθεν εἰς τοῦτον ἡ σοφία αὕτη καὶ αἱ
55 δυνάμεις; Δὲν εἶναι οὗτος ὁ υἱὸς τοῦ

ρετε̱ρῖτ τ' Ἀτε̱σε̱ τύρε. Αὐ κ̇ε̱ κᾶ
βέσ̈ε̱ τε̱ dε̱γ̇όν̇ε̱, λ̇ετε̱ dε̱γ̇όν̇ε̱.
44 Πε̱ρσε̱ρῖ, μƃε̱ρετε̱ρῖ' ε κ̇ιέjεβετ γ̇ᾶν
με ν̇ε̱̃ θεσᾶρ φσ̈έχ̇ȣρε̱ νd' άρε̱τ, ατέ̱
κȣρ ε γ̇έτι ν̇ε̱̃ ν̇ερῖ ε φσ̈έχ̇ȣ: εδέ
νγα γε̱ζίμ' ι τῖ βέτε ε σ̈έτ γ̇ίθε̱ σε
τσ̈' κᾶ, εδέ ƃλ̇ε̃ν ατέ̱ άρε̱.
45 Πε̱ρσε̱ρῖ μƃε̱ρετε̱ρῖ' ε κ̇ιέjεβετ
γ̇ᾶν με ν̇ε̱̃ ν̇ερῖ τρεγ̇ε̱τᾶρ κ̇ε̱ κε̱ρ-
46 κόντε μαργαριτάρε̱ τε̱ μίρε̱: ιτσίλ̇ι κȣρ
γ̇έτι ν̇ε̱̃ μαργαριτᾶρ σ̈ȣμε̱ τε̱ βε̱jέ-
τȣρε̱, βάτε ε σ̈ίτι γ̇ίθε̱ σᾶ κίσ̈τε,
εδέ ε ƃλ̇ε̃ȣ ατέ̱.

47 Περσε̱ρῖ, μƃε̱ρετε̱ρῖ' ε κ̇ιέjεβετ
γ̇ᾶν με ν̇ε̱ ρ̇ιέτε̱, κ̇ε̱ ȣχ̇όθ νdε̱ dε̃τ,
48 ε μƃε̱λ̇όδι τσ̈' dό φάρε̱ γ̇ε̱̃jε: εδέ
σι ȣμƃȣ̆σ̈, ε νdσȣ̆αρ̇ε̱ ατέ̱ νdε̱ ƃȣ̆ζε̱
τε̱ dε̃τιτ, εδέ νdέν̇ε̱ν' ε μƃε̱λ̇όθνε̱
τε̱ μίρατε̱ νd' ένε̱, εδέ τε̱ λ̇ίγατ' ι
49 χ̇όθνε̱ jάσ̈τε̱. Κε̱σ̈τȣ dοτε̱ jέτε̱ μƃε̱
τε̱ μƃαρȣ̆αρε̱τ τε̱ jέτε̱σε̱: dοτε̱ dάλ̇ε̱ν'
έ̱νγ̇ε̱jτε̱, ε dοτε̱ νdάν̇ε̱νε̱ τε̱ λίκ̇τε̱
50 νγα τε̱ dρέϊτε̱τε̱, εδέ dοτ' ι χ̇έδε̱ν'
ατά νdε̱ καμίνε̱ τε̱ ζιάρ̇ιτ: ατιέ
τοτε̱ jέτε̱ τε̱ κ̇jάρε̱τ' ε τε̱ κε̱ρτσε̱-
λίτȣριτ' ε δέ̱μƃε̱βετ.

51 Ȣ θότ' ατύρε Jισȣ̈ῖ, Α ι κȣπε̱τȣ-
ατε̱ κε̱τό τε̱ γ̇ίθα; Ι θόν' ατῖ, Πό,
52 Ζότ. Εδέ αὐ ȣ θά ατύρε, Πε̱ρα-
νdάῗ τσ' dό σ̈κρόν̇ε̱ς κ̇ε̱ κᾶ με̱σȣ̆αρε̱
πȣ̆νε̱τ' ε μƃε̱ρετε̱ρίσε̱ κ̇ιέjεβετ γ̇ᾶν
με ν̇ε̱̃ ν̇ερῖ ζοτ-σ̈τε̱πίε, κ̇ε̱ νdσίερ
νγα θεσᾶρι τῖ γ̇ε̱̃ τε̱ ρε̃jα εδέ τε̱
βιέτε̱ρα.

53 Εδέ Jισȣ̃ϊ σι μƃαρ̇ὃϊ κε̱τό παρα-
54 βολ̇ία, ίκȣ ανdε̃j. Εδέ σι έρδι νdε̱
δε̃τ τε̱ τῖ, ι με̱σόντε ατά νdε̱
σιναγογ̇ῖτ τ' ατύρε, κάκ̇ε̱ σᾶ τσ̈ȣ-
dίτεσ̈ιν' ατά ε θόσ̈ινε̱, Νγά ι έρδι
55 κε̱τῖ κε̱jό dιτȣρῖ, ε κε̱τό φȣκ̇ία; Α

τέκτονος; ἡ μήτηρ αὐτοῦ δὲν λέγεται
Μαριάμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος
καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας;
56 Καὶ αἱ ἀδελφαὶ αὐτοῦ δὲν εἶναι πᾶσαι
παρ' ἡμῖν; πόθεν λοιπὸν εἰς τοῦτον
57 ταῦτα πάντα; Καὶ ἐσκανδαλίζοντο
ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπε πρὸς αὐτούς,
Δὲν εἶναι προφήτης ἄνευ τιμῆς,
εἰμὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ
58 οἰκίᾳ αὐτοῦ. Καὶ δὲν ἔκαμεν ἐκεῖ πολλὰ
θαύματα διὰ τὴν ἀπιστίαν αὐτῶν.

Κεφ. ιδ'.

1 ΚΑΤ' ἐκεῖνον τὸν καιρὸν ἤκουσεν
Ἡρώδης ὁ τετράρχης τὴν φήμην τοῦ
2 Ἰησοῦ, καὶ εἶπε πρὸς τοὺς δούλους
αὐτοῦ, Οὗτος εἶναι Ἰωάννης ὁ Βαπτιστής·
αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν,
καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις
ἐν αὐτῷ.
3 Διότι ὁ Ἡρώδης συλλαβὼν τὸν Ἰωάννην,
ἔδεσεν αὐτὸν, καὶ ἔβαλεν ἐν
φυλακῇ, διὰ Ἡρωδιάδα τὴν γυναῖκα
4 Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· διότι ἔλεγε
πρὸς αὐτὸν ὁ Ἰωάννης, Δὲν σοὶ
εἶναι συγκεχωρημένον νὰ ἔχῃς αὐτήν.
5 Καὶ θέλων νὰ θανατώσῃ αὐτὸν ἐφοβήθη
τὸν ὄχλον· διότι εἶχον αὐτὸν ὡς
6 προφήτην. Ὅτε δὲ ἐτελοῦντο τὰ γενέθλια
τοῦ Ἡρώδου, ἐχόρευσεν ἡ θυγάτηρ
τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ
7 ἤρεσεν εἰς τὸν Ἡρώδην. Ὅθεν μεθ'
ὅρκου ὡμολόγησεν εἰς αὐτὴν νὰ δώσῃ
8 ὅ, τι ἂν ζητήσῃ. Ἡ δὲ παρακινηθεῖσα
ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, λέγει,
ἐδῶ ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου
9 τοῦ Βαπτιστοῦ. Καὶ ἐλυπήθη ὁ βασιλεύς·
διὰ τοὺς ὅρκους ὅμως καὶ τοὺς
10 συγκαθημένους προσέταξε νὰ δοθῇ. Καὶ

νȣκ' έ̰σ̈τε̰ κύϊ ι ƀῖρ' ι μιέσ̈τε̰ριτ; ε
έ̰μ' ε ατῖ α νȣκε̰ θȣ́χ̇ετε̰ Μαριάμε̰,
εδέ τε̰ ϐε̰λέζ̆ε̰ριτ' ε ατῖ Jακόϐ, εδέ
56 Jοσῖ, εδέ Σιμόν, εδέ Jȣ́δε̰; Εδέ τε̰
μοτε̰ρατ' ε ατῖ α νȣκε̰ jάνε̰ τε̰ γ̇ίθα
νdε̰ρ νε̃; νγα ι ἑρθνε̰ κε̰τῖ πρᾶ κε̰τό
57 τε̰ γ̇ίθα; Εδέ σκανδαλ̇ίσεσ̈ινε̰ μƀ' ατέ̰.
Πό Jισȣ̃ϊ ȣ θά ατύρε, Νȣκ' έ̰σ̈τε̰
προφίτ πα νdέρ, πε̰ρϐέτσ̈ νdε̰ πατρίδε̰
58 τε̰ τῖ ε νdε̰ σ̈τε̰πῖ τε̰ τῖ. Εδέ
νȣκε̰ ƀέ̰ρι ατιέ σ̈ȣ́με̰ τσ̈ȣdία, πε̰ρ
πα-ƀεσε̰ρῖν' ε ατύρεϐε.

Κρε̰ῖ 14.

1 Νd' ατέ̰ κόχ̇ε̰ Ιρόδι κατρȣ́ρδε̰ρσι
2 dε̰γ̇ȣ̃ϊ ζ̆έ̰ριν' ε Jισȣ̃ϊτ, εδέ ȣ θά
σ̈ε̰ρƀε̰τόρε̰ϐετ τῖ, Κύϊ έ̰σ̈τε̰ Jοάνν
παγε̰ζ̆όρι: αΰ έ̰σ̈τε̰ νγ̇άλȣρε̰ νγα τε̰
ϐdέκȣριτε̰, εδέ πε̰ρανdάϊ πȣνόνενε̰
τσ̈ȣdία νγα αΰ.
3 Σεπσέ Ιρόδι ζ̆ȣρι Jοάννινε̰, εδέ ε
λ̇ίδι, εδέ ε ϐȣ́ρι νdε̰ ƀȣ́ρκ, πε̰ρ Ιροδιάδε̰νε̰
γρȣ́αν' ε Φιλ̇ίππιτ τε̰ ϐε̰λᾶτ:
4 σεπσέ Jοάννι ι θόσ̈τε ατῖ, σε Νȣκ'
5 έ̰σ̈τ' ε ȣ́δε̰σε̰ τα κε̃σ̈ τῖ ατέ̰. Εδέ
dόντε τα ϐρίστε ατέ̰, πό κίσ̈τε
φρίκε̰ γ̇έ̰νdε̰jενε̰: σεπσέ ε κίσ̈ινε̰ πε̰ρ
6 προφίτ. Εδέ κȣρ ƀέ̰νεϊ τε̰ φεστȣ́αρε̰τ'
ε dίτε̰σε̰ τε̰ λ̇ίνdȣριτ Ιρόδιτ, ε ƀῖjα
ε Ιροδιάδε̰σε̰ καρdσέȣ νdε̰ μέστ,
7 εδέ ι πε̰λ̇κ̇έȣ Ιρόδιτ. Πε̰ρανdάϊ ι
ȣζ̆οτȣ́α ασᾶϊ με ƀε̃ τ' ι άπε̰ τσ̈' τε̰
8 λ̇ύπτε. Εδέ αjό, σι ȣμε̰σȣ́α πρέϊ
σ' έ̰με̰σε̰, θότε̰, Έπ-με̰ κρύετ' ε
Jοάνν παγε̰ζ̆όριτ κε̰τȣ́ μƀε̰ κε̰τέ̰ ταλ̇ȣ́ρε.
9 Εδέ μƀε̰ρέτιτ ι έρδι κέκ̇: πό
πε̰ρ ƀε̃τε̰ κ̇ε̰ ƀε̰ρι, εδέ πε̰ρ ατά κ̇ε̰
ίσ̈ινε̰ νdέν̇ȣρε̰ νdε̰ με̰σαλε̰ ƀάσ̈κε̰ με
10 ατέ̰, ȣρδε̰ρȣ̃ϊ τ'ι έπετε̰. Εδέ dε̰ργȣ̃ϊ

πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν
11 τῇ φυλακῇ. Καὶ ἐφέρθη ἡ κεφαλὴ αὐτοῦ
ἐπὶ πίνακι, καὶ ἐδόθη εἰς τὸ κοράσιον·
καὶ ἔφερεν αὐτὴν πρὸς τὴν
12 μητέρα αὐτῆς. Καὶ προσελθόντες οἱ
μαθηταὶ αὐτοῦ, ἐσήκωσαν τὸ σῶμα,
καὶ ἔθαψαν αὐτό· καὶ ἐλθόντες ἀπήγγειλαν
τοῦτο εἰς τὸν Ἰησοῦν.

13 Καὶ ἀκούσας ὁ Ἰησοῦς, ἀνεχώρησεν
ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον
κατ' ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι
ἠκολούθησαν αὐτὸν πεζοὶ ἀπὸ τῶν πόλεων.

14 Καὶ ὅτε ἐξῆλθεν ὁ Ἰησοῦς, εἶδε πολὺν
ὄχλον, καὶ ἐσπλαγχνίσθη δι' αὐτούς,
καὶ ἐθεράπευσε τοὺς ἀῤῥώστους
αὐτῶν.

15 Ὅτε δὲ ἔγεινεν ἑσπέρα, προσῆλθον
πρὸς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες,
Ἔρημος εἶναι ὁ τόπος, καὶ ἡ ὥρα
ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους,
διὰ νὰ ὑπάγωσιν εἰς τὰς κώμας
16 καὶ ἀγοράσωσιν εἰς ἑαυτοὺς τροφάς. Ὁ
δὲ Ἰησοῦς εἶπε πρὸς αὐτούς, Δὲν ἔχουσι
χρείαν νὰ ὑπάγωσι· σεῖς δότε
17 εἰς αὐτοὺς νὰ φάγωσιν. Οἱ δὲ λέγουσι
πρὸς αὐτόν, Δὲν ἔχομεν ἐδῶ εἰ-
18 μὴ πέντε ἄρτους καὶ δύο ὀψάρια. Ὁ
δὲ εἶπε, Φέρετέ μοι αὐτὰ ἐδῶ.

19 Καὶ προστάξας τοὺς ὄχλους νὰ καθίσωσιν
ἐπὶ τὰ χόρτα, καὶ λαβὼν
τοὺς πέντε ἄρτους καὶ τὰ δύο ὀψάρια,
ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε·
καὶ κόψας ἔδωκεν εἰς τοὺς μαθητὰς
τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ εἰς τοὺς
20 ὄχλους. Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν·
καὶ ἐσήκωσαν τὸ περίσσευμα
τῶν κλασμάτων, δώδεκα κοφί-
21 νους πλήρεις. Οἱ δὲ τρώγοντες ἦσαν
ἕως πεντακισχίλιοι ἄνδρες, ἐκτὸς γυναικῶν
καὶ παιδίων.

22 Καὶ εὐθὺς ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς
μαθητὰς αὐτοῦ νὰ ἔμβωσιν εἰς τὸ

ε ι πρέȣ κρύετε̱ Jοάννιτ νdε̱ bȣργȣτ.
11 Εδέ κρύετ' ε ατΐ ȣπρȣ̃ μbε̱ ν̇ε̱ ταλ̇ȣ́ρε,
ε ι ȣδά ϐάσ̈ε̱σε̱: εδέ αjό ια
12 πρȣ́ρι σ' έ̱με̱σε̱. Εδέ έρθνε̱ νdσέ̱νε̱σιτ'
ε ατΐ, ε νγρίτνε̱ τρȣ́πινε̱, εδέ
ε κάλνε̱ νdε̱ ϐάρ̣: παστάϊ έρθνε̱ ε
ι δάνε̱ ζε̱̃ Jισȣ̃ϊτ.

13 Εδέ Jισȣ̃ϊ, κȣρ dε̱γ̇ȣ̃ϊ, ίκȣ ανdέ̱j
με λ̇ȣ́νdρε̱ μbε̱ ν̇ε̱ ϐέ̱ντ τε̱ σ̈κρέτε̱
ϐετσ̈άνε̱: εδέ γ̇έ̱νdε̱jα κȣρ dε̱γ̇ȣ́ανε̱
ι ϐάνε̱ πράπα κε̱̃μbε̱ νγα κ̇υτέτετε̱.

14 Εδέ Jισȣ̃ϊ κȣρ dόλι, πα̃ σ̈ȣ́με̱
γ̇έ̱νdε̱jε, εδέ ι ȣδέ̱μπ πε̱ρ ατά, εδέ
σ̈ε̱ρȣ̃ϊ τε̱ σε̱μȣ́ρε̱τ' ε ατύρε.

15 Εδέ σι ȣνγρύς, ι έρθνε̱ πε̱ράνε̱
νdσέ̱νε̱σιτ' ε ατΐ, ε ι θάνε̱, σε
Βέ̱νdι έ̱σ̈τ' ι σ̈κρέτε̱, εδέ κόχ̇α
νdασ̈τί κα̃ σ̈κȣ́αρε̱: λε̱σ̈ό γ̇έ̱νdε̱jενε̱,
κ̇ε̱ τε̱ ϐένε̱ νdε̱πε̱ρ κρυε-φσ̈άτε̱ρατ
τε̱ bλ̇έν̇ε̱νε̱ τε̱ νγρέ̱να πε̱ρ ϐέτε̱χ̇εν'
16 ε τύρε. Πό Jισȣ̃ϊ ȣ θά ατύρε, Νȣκε̱
κάνε̱ νεϐόjε̱ τε̱ ϐένε̱: έπȣνι jȣ́
17 ατύρε τε̱ χ̇άνε̱. Εδέ ατά ι θόν' ατΐ,
Νȣκε̱ κέμι κε̱τȣ́ ϐέτσ̈ πέσε̱ bȣ́κε̱,
18 εδέ dύ πίσ̈κ̇. Εδέ αύ θά, Βίμινι
μȣ́α ατό κε̱τȣ́.

19 Εδέ ȣρδε̱ρȣ̃ϊ γ̇έ̱νdε̱jενε̱ τε̱ ρ̇ίjνε̱
πε̱ρμbί bάρε̱ρατ, εδέ μόρι πέσε̱
bȣ́κε̱τ' ε dύ πίσ̈κ̇ιτε̱, εδέ νγρίτι
σΰτε̱ πε̱ρπιέτε̱ νdε̱ κ̇ιέλ ε bεκȣ̃ϊ:
εδέ πασσί ι θέȣ, ȣ δά bȣ́κε̱τε̱
νdσέ̱νε̱σε̱ϐετ, εδέ νdσέ̱νε̱σιτε̱ γ̇έ̱νdε̱jεσε̱.
20 Εδέ χ̇έ̱νγρ̇ε̱ τε̱ γ̇ίθε̱, ε ȣνγίν̇ε̱νε̱:
εδέ νγρίτνε̱ τεπε̱ρίτσε̱ν' ε
τσόπαϐετ, dυ-μbε-δίετε̱ κόσ̈α πλ̇ότ.
21 Εδέ ατά κ̇ε̱ χ̇έ̱νγρ̇ε̱ ίσ̈ινε̱ σινdον̇ά
πέσε̱ μίjε̱ bȣ̃ρ̇α, ϐέτσ̈ γρα̃ϐετ ε
τσ̈ȣ́ναϐετ.

22 Εδέ πε̱ρν̇ε̱χ̇έρε̱ Jισȣ̃ϊ σ̈τρε̱νγȣ̃ϊ
νdσέ̱νε̱σιτ' ε τί τε̱ χ̇ύν̇ε̱νε̱ νdε̱

πλοῖον, καὶ νὰ ὑπάγωσι πρὸ αὐτοῦ
εἰς τὸ πέραν, ἑωσοῦ ἀπολύσῃ τοὺς
23 ὄχλους. Καὶ ἀφοῦ ἀπέλυσε τοὺς ὄχλους,
ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν, διὰ
νὰ προσευχηθῇ. Καὶ ὅτε ἔγεινεν ἑσπέρα,
ἦτο μόνος ἐκεῖ.

24 Τὸ δὲ πλοῖον ἦτο ἤδη ἐν τῷ μέσῳ τῆς
θαλάσσης, βασανιζόμενον ὑπὸ τῶν κυμάτων·
διότι ἦτο ἐναντίος ὁ ἄνεμος·
25 Ἐν δὲ τῇ τετάρτῃ φυλακῇ τῆς νυκτὸς
ὑπῆγε πρὸς αὐτοὺς ὁ Ἰησοῦς,
26 περιπατῶν ἐπὶ τὴν θάλασσαν. Καὶ ἰδόντες
αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν
περιπατοῦντα, ἐταράχθησαν,
λέγοντες, Ὅτι φάντασμα εἶναι· καὶ
27 ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθὺς δὲ ἐλάλησε
πρὸς αὐτοὺς ὁ Ἰησοῦς, λέγων,
Θαρσεῖτε, ἐγώ εἶμαι· μὴ φοβεῖσθε.
28 Ἀποκριθεὶς δὲ πρὸς αὐτὸν ὁ Πέτρος
εἶπε, Κύριε, ἐὰν ἦσαι σύ, πρόσταξόν
με νὰ ἔλθω πρὸς σὲ ἐπὶ τὰ ὕδατα.
29 Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ
τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν
ἐπὶ τὰ ὕδατα, διὰ νὰ ἔλθῃ πρὸς τὸν
30 Ἰησοῦν. Βλέπων ὅμως τὸν ἄνεμον δυνατόν,
ἐφοβήθη· καὶ ἀρχίσας νὰ καταποντίζηται,
ἔκραξε, λέγων, Κύριε,
31 σῶσόν με. Καὶ εὐθὺς ὁ Ἰησοῦς ἐκτείνας
τὴν χεῖρα, ἐπίασεν αὐτόν, καὶ
λέγει πρὸς αὐτόν, Ὀλιγόπιστε, εἰς τί
32 ἐδίστασας; Καὶ ἀφοῦ εἰσῆλθον εἰς τὸ
33 πλοῖον, ἔπαυσεν ὁ ἄνεμος. Οἱ δὲ ἐν
τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτόν,
λέγοντες, Ἀληθῶς Θεοῦ Υἱὸς
εἶσαι.

34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν
35 γῆν Γεννησαρέτ. Καὶ γνωρίσαντες αὐτὸν
οἱ ἄνθρωποι τοῦ τόπου ἐκείνου,
ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον
ἐκείνην, καὶ ἔφεραν πρὸς αὐτὸν πάντας
36 τοὺς πάσχοντας. Καὶ παρεκάλουν αὐτὸν
νὰ ἐγγίσωσι μόνον τὸ ἄκρον τοῦ ἱματίου
αὐτοῦ· ὅσοι δὲ ἤγγισαν, ἰατρεύθησαν.

λ̇ȣ́νdρε̰τ, εδέ τε̰ σ̈κόν̇ε̰νε̰ πε̰ρτέϳ με̰
πε̰ρπάρα σε αῠ, γ̇ερσᾶ τε̰ λε̰σ̈όν̇ε̰
23 γ̇έ̰νdε̰ϳενε̰. Εδέ σι λε̰σ̈ο̃ΐ γ̇έ̰νdε̰ϳενε̰,
χ̇ίπι νdε̰ μάλ̇τ ϐετσ̈άνε̰, κ̇ε̰ τε̰ φάλ̇ετε̰.
Εδέ σι ȣνγ̣ρ̣ύς, ίσ̈τε ϐέτε̰μ'
ατιέ.

24 Εδέ λ̇ȣ́νdρα ίσ̈τε νdασ̈τί νdε̰ μέστ
τε̰ dε̃τιτ, τȣκε πε̰ρπιέκȣρε̰ νγα ϐάλ̇ετε̰:
25 σεπσέ έρα ίσ̈τε κȣ́νdρε̰. Εδέ
μbε̰ τε̰ κάτε̰ρτε̰νε̰ ρȣάϊτιεν' ε νάτε̰σε̰
Jισȣ̃ΐ ϐάτε τεκ ατά, τȣκε έτσȣρε̰
26 πε̰ρμbί dε̃τ. Εδέ νdσέ̰νε̰σιτε̰ κȣρ ε
πάνε̰ τȣκε έτσȣρε̰ πε̰ρμbί dε̃τ, ȣτρέ̰μπνε̰,
ε θάνε̰, Σε έ̰σ̈τε̰ χ̇ίϳε: εδέ
27 νγα φρίκα bε̰ρτίτνε̰. Πό Jισȣ̃ΐ πε̰ρν̇ε̰χ̇έρε̰
ȣ φόλ̇ι ατύρε, τȣκε θέ̰νε̰, Κίνι
ζέ̰με̰ρε̰: ȣ́νε̰ ϳάμ: μος ȣφρικε̰σόνι.
28 Εδέ Πιέτρι ȣπε̰ργέκ̇ ε ι θά, Ζότ,
νdε̰ ϳε̃ τί, ȣρδε̰ρό-με̰ τε̰ ϐίν̇ τε τί
29 μbι ȣ́ϳε̰ρατ. Εδέ αῠ θά, Ἐϳα. Εδέ
Πιέτρι σbρίτι νγα λ̇ȣ́νdρα, ε έτσι
μbι ȣ́ϳε̰ρατ, κ̇ε̰ τε̰ ϐίν̇ε̰ τε Jισȣ̃ΐ.
30 Πό κȣρ πᾶ έρε̰νε̰ τε̰ φόρτε̰, ȣφρικε̰σȣ́α:
εδέ σι ζ̇ȣρι τε̰ κρίδετε̰, bε̰ρτίτι,
31 τȣκε θέ̰νε̰, Ζότ, σ̈πε̰τό-με̰: Εδέ Jισȣ̃ΐ
πε̰ρν̇ε̰χ̇έρε̰ νγ̇άτι dόρε̰νε̰, εδέ ι
θά, Ο bεσε̰-πάκ, πε̰ρσέ κ̇ε̃ με dῦ
32 μέ̰νdε̰ϳε; Εδέ ατά σι χ̇ύνε̰ νdε̰
33 λ̇ȣ́νdρε̰τ, πȣσ̈ο̃ΐ έρα. Εδέ ατά κ̇ε̰
ίσ̈ινε̰ νdε̰ λ̇ȣ́νdρε̰τ έρθνε̰ ε ι ȣφάλ̇νε̰
ατΐ, τȣκε θέ̰νε̰, Με τε̰ ϐε̰ρτέτε̰ ϳε̃
Βΐρ Περε̰νdίε.

34 Εδέ σι σ̈κȣ́ανε̰ πε̰ρτέϳ έρθνε̰ νdε̰
35 δε̃τ Γεννισαρέτ. Εδέ ν̇έρε̰ζιτ' ε ατΐ
ϐέ̰νdι, κȣρ ε ν̇όχ̇νε̰, dε̰ργȣ́ανε̰ νdε̰περ
γ̇ίθ' ατό άνε̰, εδέ ι πρȣ́νε̰ γ̇ίθ' ατά
36 κ̇ε̰ κίσ̈ινε̰ κέκ̇. Εδέ ι λ̇ȣ́τεσ̈ιν' ατΐ
τε̰ πρέκε̰νε̰ τσέπιν' ε ρ̇όbε̰σ' ατΐ
ϐέτε̰με̰: εδέ σᾶ ϐέτε̰ ε πρέκνε̰, ȣσ̈ε̰ρȣανε̰.

Κεφ. ιε΄.

1 Τότε προσέρχονται πρὸς τὸν Ἰησοῦν
οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ
2 Φαρισαῖοι, λέγοντες, Διὰ τί οἱ μαθη-
ταί σου παραβαίνουσι τὴν παράδοσιν
τῶν πρεσβυτέρων; διότι δὲν νίπτονται
τὰς χεῖρας αὐτῶν, ὅταν τρώγωσιν ἄρ-
3 τον. Ὁ δὲ ἀποκριθεὶς, εἶπε πρὸς αὐ-
τοὺς, Διὰ τί καὶ σεῖς παραβαίνετε
τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παρά-
4 δοσίν σας; Διότι ὁ Θεὸς προσέταξε,
λέγων, Τίμα τὸν πατέρα σου καὶ τὴν
μητέρα· καὶ, Ὁ κακολογῶν πατέρα
ἢ μητέρα, ἐξάπαντος νὰ θανατώνηται.
5 Σεῖς ὅμως λέγετε, Ὅστις εἴπῃ πρὸς
τὸν πατέρα, ἢ πρὸς τὴν μητέρα, Δῶ-
ρον εἶναι ὅ, τι ἤθελες ὠφεληθῇ ἐξ ἐμοῦ,
ἀρκεῖ, καὶ δύναται νὰ μὴ τιμήσῃ τὸν
πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ.

6 Καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ
7 διὰ τὴν παράδοσίν σας. Ὑποκριταὶ,
καλῶς προεφήτευσε περὶ ὑμῶν ὁ Ἡ-
8 σαΐας, λέγων, Ὁ λαὸς οὗτος μὲ πλη-
σιάζει μὲ τὸ στόμα αὐτῶν, καὶ μὲ
τὰ χείλη μὲ τιμᾷ· ἡ δὲ καρδία αὐ-
9 τῶν, μακρὰν ἀπέχει ἀπ’ ἐμοῦ. Εἰς
μάτην δὲ μὲ σέβονται, διδάσκοντες
διδασκαλίας, ἐντάλματα ἀνθρώπων.

10 Καὶ προσκαλέσας τὸν ὄχλον, εἶπε
11 πρὸς αὐτοὺς, Ἀκούετε καὶ νοεῖτε. Δὲν
μολύνει τὸν ἄνθρωπον τὸ εἰσερχόμενον
εἰς τὸ στόμα, ἀλλὰ τὸ ἐξερχόμενον ἐκ
τοῦ στόματος, τοῦτο μολύνει τὸν ἄν-
θρωπον.

12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐ-
τοῦ εἶπον πρὸς αὐτὸν, Ἐξεύρεις ὅτι οἱ
Φαρισαῖοι ἀκούσαντες τὸν λόγον τοῦτον
13 ἐσκανδαλίσθησαν; Ὁ δὲ ἀποκριθεὶς εἶ-
πε, Πᾶσα φυτεία, τὴν ὁποίαν δὲν ἐ-
φύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, θέ-

Κρε̃ι 15.

1 Ατε̱χ̇έρε ϐίν̇ε̱νε̱ τε Jισȣ̃ϊ σ̈κρόν̇ε̱-
σιτ’ εδέ Φαρισέν̇τε̱ νγα Jερȣσαλ̇ίμι,
2 ε ι θόνε̱, Πε̱ρσέ νdσέ̱νε̱σιτ’ ε τȣ̃
σ̈κέλ̇ε̱νε̱ φιάλ̇ε̱νε̱ κ̇ε̱ κάνε̱ λ̇έ̱νε̱
πλ̇έκ̇τε̱; σεπσέ σ’ λ̇άν̇ε̱νε̱ dȣ́αρτ’ ε
3 τύρε, κȣρ χ̇άνε̱ ɓȣ́κε̱. Πό αύ ȣπε̱ρ-
γ̇έκ̇ ε ȣ θά ατύρε, Πε̱ρσέ εδέ jȣ́
σ̈κέλ̇νι ποροσίν’ ε Περε̱νdίσε̱ πε̱ρ
4 φιάλ̇ε̱νε̱ κ̇ε̱ κένι λ̇έ̱νε̱; Σεπσέ Περε̱ν-
dία ποροσίτι, τȣκε θέ̱νε̱, Νdερό
τε̱τ-άτε̱ ε τε̱τ-έ̱με̱: εδέ, Αύ κ̇ε̱
φλ̇έτ κέκ̇ πε̱ρ τ’άνε̱ α πε̱ρ τ’έ̱με̱νε̱
5 λετε̱ ϐρίτετε̱. Πό jȣ́ θόνι, σε Κȣ̈σ̈
τ’ ι θότε̱ τ’ έτ, α σ’ έ̱με̱σε̱, σε
τσ̈’ dό τε̱ μίρε̱ κ̇ε̱ τε̱ σ̈όχ̇τσ̈ πρέϊ
μέjε, έ̱σ̈τε̱ Δȣρε̱τί μjάφτ εδέ μȣ́ντ
τε̱ μος νdερόν̇ε̱ τ’ άνε̱ α τ’ έ̱με̱νε̱.
6 Εδέ σ’ μɓάϊτιτε̱ ποροσίν’ ε Πε̱ρε̱ν-
dίσε̱ πε̱ρ φιάλ̇ε̱νε̱ κ̇ε̱ κένι λ̇έ̱νε̱ jȣ́.
7 Ιποκρίτε̱ρε̱, μίρε̱ προφιτέπσι Ισαΐα
8 πε̱ρ jȣ́, τȣκε θέ̱νε̱, Κύϊ λαȣ́ς [με̱
αφε̱ρόνετε̱ με γόjε̱ν’ ε τί, εδέ] με̱
νdερόν με ɓȣ́ζε̱τ: πό ζέ̱με̱ρ’ ε
9 ατύρε έ̱σ̈τε̱ λ̇άρκ πρέϊ μέjε. Εδέ
κότ με̱ νdερόν̇ε̱νε̱, τȣκε με̱σȣ́αρε̱
με̱σίμε κ̇ε̱ jάνε̱ ποροσία ν̇έρε̱ζισ̈.
10 Εδέ σι θίρι γ̇έ̱νdε̱jενε̱ ȣ θά, Dε̱-
11 γ̇όνι εδέ κȣπε̱τόνι. Τσ̈’ χ̇ȣ̃ν νdε̱
γόjε̱τ νȣκε̱ πε̱γ̇ε̱̃ρ ν̇ερίνε̱, πό
τσ̈’ dέλ̇ νγα γόjα, κε̱jό πε̱γ̇ε̱̃ρ ν̇ε-
ρίνε̱.
12 Ατε̱χ̇έρε ȣαφε̱ρȣ́ανε̱ νdσέ̱νε̱σιτ’ ε
ατί, ε̱ ι θάνε̱, Α ε dί σε Φαρι-
σέν̇τε̱ κȣρ dε̱γ̇ȣ́ανε̱ κε̱τέ φιάλ̇ε̱
13 ȣσκανδαλ̇ίσνε̱; Εδέ αύ ȣπε̱ργ̇έκ̇ ε
θά, Τσ̈’ dό ɓίμε̱, κ̇ε̱ νȣκ’ ε κᾱ μɓιέλ̇ε̱
ιμ-άτε̱ κ̇ιελο̃ρι, dοτε̱ σ̈κȣ́λετε̱.

14 λει ἐκριζωθῇ. Ἀφήσατε αὐτούς· εἶναι
ὁδηγοὶ τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν
ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθρον
θέλουσι πέσει.

15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε πρὸς
αὐτὸν, Ἐξήγησον εἰς ἡμᾶς τὴν παραβολὴν
16 ταύτην. Καὶ ὁ Ἰησοῦς εἶπεν,
17 Ἔτι καὶ σεῖς ἀσύνετοι εἶσθε; Δὲν
ἐννοεῖτε ἔτι, ὅτι πᾶν τὸ εἰσερχόμενον
εἰς τὸ στόμα καταβαίνει εἰς τὴν κοιλίαν,
καὶ ἐκβάλλεται εἰς ἀφεδρῶνα;
18 Τὰ δὲ ἐξερχόμενα ἐκ τοῦ στόματος,
ἐκ τῆς καρδίας ἐξέρχονται, καὶ ἐκεῖνα
19 μολύνουσι τὸν ἄνθρωπον. Διότι ἐκ τῆς
καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ,
φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ,
20 ψευδομαρτυρίαι, βλασφημίαι. Ταῦτα
εἶναι τὰ μολύνοντα τὸν ἄνθρωπον· τὸ
δὲ νὰ φάγῃ τις μὲ ἀνύπτους χεῖρας
δὲν μολύνει τὸν ἄνθρωπον.

21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν
εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
22 Καὶ ἰδοὺ, γυνὴ Χαναναία ἐξελθοῦσα
ἀπὸ τῶν ὁρίων ἐκείνων ἐκραύγασε
πρὸς αὐτὸν, λέγουσα, Ἐλέησόν
με, Κύριε, υἱὲ τοῦ Δαβίδ· ἡ θυγάτηρ
23 μου κακῶς δαιμονίζεται. Ὁ δὲ δὲν
ἀπεκρίθη πρὸς αὐτὴν λόγον. Καὶ προσελθόντες
οἱ μαθηταὶ αὐτοῦ παρεκάλουν
αὐτὸν, λέγοντες, Ἀπόλυσον αὐτήν·
24 διότι κράζει ὄπισθεν ἡμῶν. Ὁ
δὲ ἀποκριθεὶς εἶπε, Δὲν ἀπεστάλην,
εἰμὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα
25 τοῦ οἴκου Ἰσραήλ. Ἡ δὲ ἐλθοῦσα
προσεκύνει αὐτὸν, λέγουσα, Κύριε, βοήθει
26 μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπε, Δὲν
εἶναι καλὸν νὰ λάβῃ τις τὸν ἄρτον
τῶν τέκνων, καὶ νὰ ῥίψῃ εἰς τὰ κυνάρια.
27 Ἡ δὲ εἶπε, Ναὶ, Κύριε· ἀλλὰ
καὶ τὰ κυνάρια τρώγουσιν ἀπὸ τῶν

14 Λ̇ένι ατά: σε jάνε̰ τε̰ ϐέρbȣρε̰ κ̇ε̰ ȣ
χ̇έκ̇ιν' ȣ́δε̰νε̰ τε̰ ϐέρbȣρε̰ϐετ: εδέ
νdε̰ κ̇όφτε̰ σε ι ϐέρbȣρι ι χ̇έκ̇ ȣ́δε̰νε̰
τε̰ ϐέρbȣριτ, τε̰ dύ dοτε̰ bίενε̰ νdε̰
γρόπε̰τ.
15 Εδέ Πιέτρι ȣπε̰ργ̇έκ̇ ε ι θά ατῖ,
16 Dε̰φτέ-να κε̰τέ̰ παραϐολῖ. Εδέ Jισȣ̃ϊ
17 θά, Εδέ πο πα-μέ̰ντ jένι jȣ́; Εδέ
νȣκε̰ πο κȣπε̰τόνι, σε τσ̈' dό γ̇ε̰
κ̇ε̰ χ̇ῦν νdε̰ γόjε̰τ, σbρέτ νdε̰ bάρκȣτ'
εδέ νdσίρετε̰ νdε̰ τε̰ dάλ̇ȣριτ;
18 Πό ατό κ̇ε̰ dάλε̰νε̰ νγα γόjα, dάλ̇ε̰νε̰
νγα ζ̇έ̰με̰ρα, εδέ ατό νdύν̇ε̰νε̰
19 ν̇ερίνε̰. Σεπσέ νγα ζέμε̰ρα dάλ̇ε̰νε̰
μενdίμε τε̰ λ̇ίγα, ϐράσιε, νdυρε̰σία,
κȣρϐε̰ρία, ϐιέδε̰jα, μαρτιρῖ τε̰
20 ῥέμε, ϐλασφιμία. Κε̰τό jάνε̰ ατό κ̇ε̰
νdύν̇ε̰νε̰ ν̇ερίνε̰: πό τε̰ χ̇άjε̰ νdον̇ε̰
με dȣ́αρ τε̰ πα-λ̇άρα νȣκε̰ νdῦν
ν̇ερίνε̰.
21 Εδέ Jισȣ̃ϊ dόλι ανdε̃j, ε ίκȣ νdε̰
άνε̰τ τε̰ Τύρε̰σ' ε τε̰ Σιδόνε̰σε̰.
22 Εδέ jά ν̇ε̰ γρȣ́α Χ̇ανανέ τε dόλι
νγα ατά σινόρε, ε ι bε̰ρτίστε, τȣκε
θέ̰νε̰. Πε̰ρdε̰λέ-με̰, ο Ζότ, bίρ' ι
Δαϐιδιτ: σε ιμε-bίjε̰ μȣνdόνετε̰
23 κέκ̇ πρέϊ dιᾶλιτ. Πό αΰ νȣκ' ι
ȣπε̰ργ̇έκ̇ ασᾶϊ νdον̇ε̰ φιάλε̰. Εδέ
νdσέ̰νε̰σιτ' ε ατῖ έρθνε̰ πε̰ράνε̰ ε ι
λ̇ȣ́τεσ̈ινε̰, τȣκε θέ̰νε̰, Λ̇ε̰σ̈ό-jε ατέ̰,
24 σεπσέ πο bε̰ρτέτ πράπα νέσ̈. Πό
αΰ ȣπε̰ργ̇έκ̇ ε θά, Νȣκε̰ ȣdε̰ργȣ́ασ̈ε̰
νγ̇ετῖȣ, ϐέτσ̈ τε δέ̰ντ' ε χ̇ȣ́μbȣρα τε̰
25 σ̈τε̰πίσε̰ Ισραΐλ̇ιτ. Πασταῖ αjό έρδι
ε ι φ̣άλ̇εϊ ατῖ, τȣκε θέ̰νε̰, Ζότ,
26 νdίχ̇-με̰. Πό αΰ ȣπε̰ργ̇έκ̇ ε θά, Νȣκ'
έ̰σ̈τε̰ μίρε̰ τε̰ μάρε̰ ν̇ερῖ bȣ́κε̰ν' ε
dιέλ̇μαϐετ, ε τ' ȣα χ̇έδε̰ κε̰λ̇ύσ̈ϐετ
27 κ̇ένε̰ϐετ. Εδέ αjό θά, Πό, Ζότ: σεπσέ
εδέ κε̰λ̇ύσ̈τ' ε κ̇ένε̰ϐετ χ̇άνε̰

ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης
28 τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς
ὁ Ἰησοῦς εἶπε πρὸς αὐτὴν,
Ὦ γύναι, μεγάλη σου ἡ πίστις· ἂς
γείνῃ εἰς σὲ, ὡς θέλεις. Καὶ ἰατρεύθη
ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς,
ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας·
καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο
ἐκεῖ.
30 Καὶ ἦλθον πρὸς αὐτὸν ὄχλοι πολλοὶ,
ἔχοντες μεθ' ἑαυτῶν χωλοὺς, τυφλοὺς,
κωφοὺς, κουλλοὺς, καὶ ἄλλους
πολλούς· καὶ ἔρριψαν αὐτοὺς εἰς τοὺς
πόδας τοῦ Ἰησοῦ, καὶ ἐθεράπευσεν
31 αὐτούς· ὥστε οἱ ὄχλοι ἐθαύμασαν
βλέποντες κωφοὺς λαλοῦντας, κουλλοὺς
ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ
τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν
Θεὸν τοῦ Ἰσραήλ.
32 Ὁ δὲ Ἰησοῦς προσκαλέσας τοὺς μαθητὰς
αὐτοῦ, εἶπε, Σπλαγχνίζομαι διὰ
τὸν ὄχλον, διότι τρεῖς ἤδη ἡμέρας μένουσι
πλησίον μου, καὶ δὲν ἔχουσί τι
νὰ φάγωσι· νὰ ἀπολύσω δὲ αὐτοὺς
νήστεις δὲν θέλω, μήποτε ἀποκάμωσι
33 καθ' ὁδόν. Καὶ λέγουσι πρὸς αὐτὸν οἱ
μαθηταὶ αὐτοῦ, Πόθεν εἰς ἡμᾶς ἐν τῇ
ἐρημίᾳ ἄρτοι τόσοι, ὥστε νὰ χορτάσωμεν
34 τόσον ὄχλον; Καὶ λέγει πρὸς
αὐτοὺς, ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε;
Οἱ δὲ εἶπον, Ἑπτὰ καὶ ὀλίγα ὀψαράκια.
35 Καὶ προσέταξε τοὺς ὄχλους νὰ
36 καθήσωσιν ἐπὶ τὴν γῆν. Καὶ λαβὼν
τοὺς ἑπτὰ ἄρτους καὶ τὰ ὀψάρια, ἀφοῦ
εὐχαρίστησεν, ἔκοψε, καὶ ἔδωκεν
εἰς τοὺς μαθητὰς αὐτοῦ, οἱ δὲ μαθηταὶ
37 εἰς τὸν ὄχλον. Καὶ ἔφαγον πάντες,
καὶ ἐχορτάσθησαν· καὶ ἐσήκωσαν τὸ
περίσσευμα τῶν κλασμάτων ἑπτὰ σπυρίδας
38 πλήρεις. Οἱ δὲ τρώγοντες ἦσαν
τετρακισχίλιοι ἄνδρες, ἐκτὸς γυναικῶν
καὶ παιδίων.

νγα θε̱ρίμετε̱ κ̇ε̱ bίενε̱ νγα τρȣϐέζ'
28 ε ζοτε̱ρίν̇ϐετ. Ατε̱χ̇έρε Jισȣ̃ϊ ȣπε̱ργ̇έκ̇
ε ι θά ασᾶϊ, Ο Γρȣ́α, bέσα
jότε έ̱σ̈τ' ε μάδε: τ' ȣbέ̱φτε̱ σι dό:
Ε̱δέ ε bίjα ȣσ̈ε̱ρȣ́α κ̇ε̱ μb' ατέ̱ χ̇έρε̱.
29 Εδέ Jισȣ̃ϊ ίκȣ ανdε̃j, ε έρδι πε̱ράνε̱
dε̆τιτ Γαλ̇ιλ̇έσε̱: εδέ χ̇ίπι νdε̱ μάλ̇τ,
ε ρ̇ίντε ατιέ.
30 Εδέ έρθνε̱ τεκ αύ σ̈ȣ́με̱ γ̇έ̱νdε̱jε,
κ̇ε̱ κίσ̈ινε̱ με ϐέτε̱χ̇ε τε̱ τσ̈άλ̇ε̱, τε̱ ϐέρbȣρε̱,
τε̱ σ̈ȣ́ρδε̱ρε̱, dοράτσε̱, εδέ σ̈ȣ́με̱
τε̱ τιέρε̱: εδέ ι χ̇όθνε̱ πε̱ράνε̱ κέ̱μbε̱ϐετ
31 Jισȣ̃ϊτ, εδέ αύ ι σ̈ε̱ρ̇ȣ̃ϊ: κάκ̇ε̱ σᾶ
ȣτσ̈ȣdίτνε̱ γ̇έ̱νdε̱jα κȣρ πάνε̱ τε̱ σ̈ȣ́ρδε̱ρε̱
τε̱ φλ̇άσε̱νε̱, dοράτσε̱ τε̱ σ̈ε̱νdόσ̈ȣρε̱,
τε̱ τσ̈άλ̇ε̱ τε̱ έτσε̱ν̇ε̱νε̱, εδέ τε̱ ϐέρbȣρε̱
τε̱ σ̈όχ̇ε̱νε̱: εδέ λ̇αϐdȣρȣ́ανε̱ Πε̱ρε̱νdῖν'
ε Ισραΐλ̇ιτ.
32 Ατε̱χ̇έρε Jισȣ̃ϊ θίρ̇ι πε̱ράνε̱ νdσέ̱νε̱σιτ'
ε τῖ, ε θά, Με̱ δέ̱μbετε̱ πε̱ρ
γ̇έ̱νdε̱jενε̱, σεπσέ κάνε̱ τρῖ dίτ νdασ̈τί
κ̇ε̱ μbέσε̱νε̱ πε̱ράνε̱ μέjε, ε σ' κάνε̱
τσ̈' τε̱ χ̇άνε̱: εδέ νȣκε̱ dȣ́α τ' ι
λ̇ε̱σ̈όν̇ ατά πα νγρέ̱νε̱, σε μος λ̇όδενε̱
33 μb' ȣδε̱. Εδέ νdσέ̱νε̱σιτ' ε ατῖ ι
θόν' ατῖ, Κȣ́ να γ̇έ̱νdενε̱ κε̱τȣ νdε̱
σ̈κρετε̱τίρε̱τ κακ̇ε̱ bȣ́κε̱, σᾶ τε̱ νγίν̇ενε̱
34 κάκ̇ε̱ γ̇έ̱νdε̱jε; Εδέ Jισȣ̃ϊ ȣ θά
ατύρε, Σᾶ bȣ́κε̱ κένι; Εδέ ατά θάνε̱.
Σ̈τάτε̱, εδέ πάκ πίσ̈κ̇ε τε̱ ϐέγ̇ε̱λε̱,
35 Εδέ αὔ ȣρδε̱ρ̇ȣ̃ϊ γ̇έ̱νdε̱jενε̱ τε̱ ȣ́νγ̇ενε̱
36 πε̱ρ δε̃. Εδέ σι μόρι τε̱ σ̈τάτε̱ bȣ́κε̱τε̱
εδέ πίσ̈κ̇ιτε̱, πασι ȣφάλ̇ νdέρσε̱,
ι θέȣ, ε ȣα δά νdσέ̱νε̱σε̱ϐετ τῖ, εδέ
37 νdσέ̱νε̱σιτε̱ γ̇έ̱νdε̱jεσε̱. Εδέ χ̇έ̱νγρ̇ε̱
τε̱ γ̇ίθε̱, ε ȣνγίν̇ε̱ν, εδέ νγρίτνε̱ τεπε̱ρίτσε̱ν'
ε τσόπαϐετ, σ̈τάτε̱ σ̈πόρτα
38 πλ̇ότ. Εδέ ατά κ̇ε̱ χ̇έ̱νγρ̇ε̱ν ίσ̈ινε̱
κάτρε̱ μίjε̱ bȣ̃ρ̇α, ϐέτσ̈ γρᾶϐετ ε
τσ̈ȣ́ναϐετ ϐέγ̇ε̱λε̱.

39 Ἀφοῦ δὲ ἀπέλυσε τοὺς ὄχλους, εἰσῆλθεν
εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς
τὰ ὅρια Μαγδαλά.

Κεφ. ις'.

1 ΚΑΙ προσελθόντες οἱ Φαρισαῖοι καὶ
οἱ Σαδδουκαῖοι, πειράζοντες αὐτὸν, ἐζήτησαν
νὰ δείξῃ εἰς αὐτοὺς σημεῖον ἐκ
2 τοῦ οὐρανοῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπε
πρὸς αὐτοὺς, Ὅταν γείνῃ ἑσπέρα, λέγετε,
Καλωσύνη· διότι κοκκινίζει ὁ
3 οὐρανός. Καὶ τὸ πρωῒ, Σήμερον χειμών·
διότι κοκκινίζει σκυθρωπάζων ὁ
οὐρανός. Ὑποκριταὶ, τὸ μὲν πρόσωπον
τοῦ οὐρανοῦ ἐξεύρετε νὰ διακρίνητε,
τὰ δὲ σημεῖα τῶν καιρῶν δὲν δύνασθε;
4 Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον
ζητεῖ· καὶ σημεῖον δὲν θέλει δοθῇ εἰς
αὐτὴν, εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ
προφήτου. Καὶ ἀφήσας αὐτοὺς ἀνεχώρησε.

5 Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς
τὸ πέραν, ἐλησμόνησαν νὰ λάβωσιν ἄρτους.
6 Ὁ δὲ Ἰησοῦς εἶπε πρὸς αὐτοὺς,
Βλέπετε καὶ προσέχετε ἀπὸ τῆς ζύμης
τῶν Φαρισαίων καὶ Σαδδουκαίων.
7 Καὶ ἐκεῖνοι διελογίζοντο ἐν ἑαυτοῖς,
λέγοντες, Ὅτι ἄρτους δὲν ἐλάβομεν.
8 Νοήσας δὲ ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτοὺς,
Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι,
9 ὅτι ἄρτους δὲν ἐλάβετε; Ἔτι
δὲν καταλαμβάνετε, οὐδὲ ἐνθυμεῖσθε
τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων,
καὶ πόσους κοφίνους ἐλάβετε;
10 Οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων,
καὶ πόσας σπυρίδας ἐλάβετε;
11 Πῶς δὲν καταλαμβάνετε ὅτι περὶ ἄρτου
δὲν σᾶς εἶπον νὰ προσέχητε ἀπὸ τῆς
ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων;
12 Τότε ἐνόησαν ὅτι δὲν εἶπε νὰ
προσέχωσιν ἀπὸ τῆς ζύμης τοῦ ἄρτου,

39 Εδέ σι λ̈ε̱σ̈öϊ γ̇έ̱νdε̱jενε̱, χ̇ύρι νdε̱
λ̈ȣ́νdρε̱τ, εδέ έρδι νdε̱ σινόρετ τε̱
Μαγδαλάσε̱.

Κρε̃ϊ 16.

1 Εδέ έρθνε̱ πε̱ράνε̱ Φαρισέν̇τε̱ εδέ
Σαδδȣκ̇έν̇τε̱, εδέ τȣκε νγάρ' ατέ̱,
κε̱ρκόνινε̱ τ' ȣ dε̱φτέντε ατύρε σ̈έν̇ε̱
2 νγα κ̇ιέλι. Πό αύ ȣπε̱ργ̇έκ̇ ε ȣ θά
ατύρε, Κȣρ ƃέ̱νετε̱ μƃρέ̱μιε, θόνι σε
dοτε̱ bε̱νετε̱ κόχ̇' ε μίρε̱: σεπσέ κ̇ιέλι
3 έ̱σ̈τ' ι κȣ́κ̇. Εδέ νdε̱ με̱νγ̇ές, σε Σότ
dοτε̱ bε̱νετε̱ κόχ̇' ε λ̈ίγε̱: σεπσέ κ̇ιέλι
έ̱σ̈τ' ι κȣ́κ̇ ε ϐρέ̱ρετε̱. Ιποκρίτε̱ρε̱,
φάκ̇εν' ε κ̇ιέλιτ dίνι τα σ̈κ̇ȣ́ανι, πό
σ̈έν̇ετ' ε κόχ̇ε̱ραϐετ νȣκε̱ μȣ́ντνι;
4 Бρέζ' ι λ̈ίκ εδέ κȣρϐᾶρ κε̱ρκόν σ̈έν̇ε̱:
εδέ σ̈έν̇ε̱ νȣκε̱ dοτ' ι έπετ' ατῗ,
πε̱ρϐέτσ̈ σ̈έν̇ε̱σε̱ προφίτιτ Jονᾶ. Εδέ
ι λ̈ά ατά ε ίκȣ.
5 Εδέ νdσέ̱νε̱σιτε̱ σι έρθνε̱ πε̱ρτέj,
6 χ̇αρȣ́ανε̱ τε̱ μάρε̱νε̱ ƃȣ́κε̱. Εδέ Jισȣ̃ϊ
ȣ θά ατύρε, Ρȣ́χ̇ι εδέ κίνι κȣjdές
νγα ƃρȣ̃μι ι Φαρισέϐετ ε Σαδδȣκ̇έϐετ.
7 Εδέ ατά μενdόνεσ̈ινε̱ με ϐέτε̱χ̇εν'
ε τύρε, τȣκε θέ̱νε̱, Σε νȣκε̱
8 μȣ́αρε̱μ ƃȣ́κε̱. Εδέ Jισȣ̃ϊ σι ε κȣπε̱τöϊ,
ȣ θά ατύρε, Τσ̈' μενdόχ̇ι με
ϐέτε̱χ̇ενε̱ τȣ́αϊ, ο ƃεσε̱-πάκε̱, σε
9 νȣκε̱ μȣ́αρτε̱ ƃȣ́κε̱; Εδέ νȣκε̱ πο
κȣπε̱τόνι, ας νȣκε̱ μƃάϊνι με̱ντ πέσε̱
ƃȣ́κε̱τ' ε πέσε̱ μίjε̱ϐετ, εδέ σᾶ κόσ̈α
10 μȣ́αρτε̱; Ας σ̈τάτε̱ ƃȣ́κε̱τ' ε κάτρε̱
μίjε̱ϐετ, εδέ σᾶ σ̈πόρτα μȣ́αρτε̱;
11 Κ̇ύσ̈ νȣκε̱ κȣπε̱τόνι σε νȣκ' ȣ θάσ̈ε̱
jȣ́ϐε πε̱ρ ƃȣ́κε̱, τε̱ ρȣ́χ̇ι νγα ƃρȣ́μι ι
12 Φαρισέϐετ ε Ζαδδȣκ̇έϐετ; Ατε̱χ̇έρε̱
ε κȣπε̱τȣ́ανε̱, σε νȣκ' ȣ θά τε̱ ρȣ-

ἀλλ' ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων
καὶ Σαδδουκαίων.
13 Ὅτε δὲ ἦλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη
τῆς Καισαρείας τῆς Φιλίππου, ἠρώτα
τοὺς μαθητὰς αὐτοῦ, λέγων,
Τίνα μὲ λέγουσιν οἱ ἄνθρωποι ὅτι εἶμαι
14 ἐγὼ ὁ Υἱὸς τοῦ ἀνθρώπου; Οἱ δὲ
εἶπον, Ἄλλοι μὲν Ἰωάννην τὸν Βαπτιστήν·
ἄλλοι δὲ Ἠλίαν· καὶ ἄλλοι
15 Ἱερεμίαν, ἢ ἕνα τῶν Προφητῶν. Λέγει
πρὸς αὐτοὺς, Ἀλλὰ σεῖς τίνα μὲ λέγετε
16 ὅτι εἶμαι; Καὶ ἀποκριθεὶς ὁ Σίμων
Πέτρος, εἶπε, Σὺ εἶσαι ὁ Χριστὸς,
17 ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ ἀποκριθεὶς
ὁ Ἰησοῦς εἶπε πρὸς αὐτὸν,
Μακάριος εἶσαι, Σίμων υἱὲ τοῦ Ἰωνᾶ,
διότι σὰρξ καὶ αἷμα δὲν σοὶ ἀπεκάλυψε
τοῦτο, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.
18 Καὶ ἐγὼ δὲ σοὶ λέγω, Ὅτι σὺ
εἶσαι Πέτρος, καὶ ἐπὶ ταύτης τῆς πέτρας
θέλω οἰκοδομήσει τὴν ἐκκλησίαν
μου· καὶ πύλαι ᾅδου δὲν θέλουσιν ἰσχύσει
19 κατ' αὐτῆς. Καὶ θέλω σοὶ δώσει τὰ
κλειδία τῆς βασιλείας τῶν οὐρανῶν·
καὶ ὅ,τι ἐὰν δέσῃς ἐπὶ τῆς γῆς, θέλει
εἶσθαι δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ
ὅ,τι ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, θέλει εἶσθαι
20 λελυμένον ἐν τοῖς οὐρανοῖς. Τότε
παρήγγειλεν εἰς τοὺς μαθητὰς αὐτοῦ
νὰ μὴ εἴπωσι πρὸς μηδένα, ὅτι αὐτὸς
εἶναι Ἰησοῦς ὁ Χριστός.

21 Ἀπὸ τότε ἤρχισεν ὁ Ἰησοῦς νὰ
δεικνύῃ εἰς τοὺς μαθητὰς αὐτοῦ, ὅτι
πρέπει νὰ ὑπάγῃ εἰς Ἱεροσόλυμα, καὶ
νὰ πάθῃ πολλὰ ἀπὸ τῶν πρεσβυτέρων
καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ νὰ
θανατωθῇ, καὶ τὴν τρίτην ἡμέραν νὰ
22 ἀναστηθῇ. Καὶ παραλαβὼν αὐτὸν ὁ
Πέτρος κατ' ἰδίαν, ἤρχισε νὰ ἐπιτιμᾷ
αὐτὸν, λέγων, Γενοῦ ἵλεως εἰς σεαυτὸν,
Κύριε· δὲν θέλει γείνει τοῦτο εἰς σέ.
23 Ἐκεῖνος δὲ στραφεὶς εἶπε πρὸς τὸν
Πέτρον, Ὕπαγε ὀπίσω μου, Σατανᾶ,

χ̇ενε̱ νγα bρȣ̃μι ι bȣ́κε̱σε̱, πό νγα
με̱σίμι ι Φαρισέϐετ ε Σαδδȣκ̇έϐετ.
13 Εδέ Jισȣ̃ϊ κȣρ έρδι μb' άνε̱τ τε̱
Κ̇εσαρίσε̱ Φιλ̇ίππιτ, πύεστε νdσέ̱νε̱σιτ'
ε τί, τȣκε̱ θέ̱νε̱. Τσίλ̇ι θόνε̱ ν̇έρε̱ζιτε̱
14 σε jάμ ȣ́ν' ι Βΐρ' ι ν̇ερίȣτ; Εδέ
ατά θάνε̱, Τσά θόνε̱ Jοάνν Παγε̱ζόρι:
ε τε̱ τιέρε̱ Ιλία: ε τε̱ τιέρε̱
Jερεμία, α ν̇ε̱̃ νγα Προφίτε̱ριτε̱.
15 Ȣ θότ' ατύρε, Πό jȣ́ τσίλ̇ι θόνι
16 σε jάμ ȣ́νε̱; Εδέ Σιμόν Πιέτρι
ȣπε̱ργ̇έκ̇ ε θά, Τί jε̃ Κρίσ̈τι, ι Βΐρ'
17 ι Περε̱νdίσε̱ γ̇άλε̱. Εδέ Jισȣ̃ϊ ȣπε̱ργ̇έκ̇
ε ι θά, Ι λ̇ȣ́μȣρε̱ jε̃ τί Σιμόν
bΐρι Jονᾶϊτ, σεπσέ μίσ̈ εδέ γ̇άκ
νȣκε̱ τα σbȣλ̇ο̃ϊ τΰϊ κε̱τέ̱, πό ιμ-άτε̱
18 κ̇ε̱ έ̱σ̈τε̱ νdε̱ κ̇ιέjετ. Εδέ ȣ́νε̱ πο
τε̱ θέμ, Σε τί jε̃ Πιέτε̱ρ [σ̈κέ̱μπ
γȣ̃ρι], εδέ πε̱ρμbί κε̱τέ̱ σ̈κέ̱μπ γȣρι
dοτε̱ νdε̱ρτόν̇ κ̇ίσ̈ε̱νε̱ τίμε: εδέ dύερτ'
ε χ̇άδιτ νȣκε̱ dοτε̱ κένε̱ φȣκ̇ΐ πε̱ρμbί
19 ατέ̱. Εδέ dοτ' άπ τΰϊ κ̇jύτσ̈ετ'
ε μbε̱ρετε̱ρίσε̱ κ̇ιέ̱jεϐετ: εδέ τσ̈' τε̱
λ̇ίθτσ̈ μbί δε̃τ, dοτε̱ jέτε̱ λ̇ίδȣρε̱
νdε̱ κ̇ιέjετ: εδέ τσ̈' τε̱ σγ̇ίθτσ̈ μbί
δε̃τ dοτε̱ jέτε̱ σγ̇ίδȣρε̱ νdε̱ κ̇ιέjετ.
20 Ατε̱̃χέρε ποροσίτι νdσέ̱νε̱σιτ' ε τί,
τε̱ μος ι θόνε̱ ασνdον̇έ̱ριτ, σε αΰ
έ̱σ̈τε̱ Jισȣ-Κρίσ̈τι.
21 Κ̇ε̱ ατε̱χ̇έρε Jισȣ̃ϊ ζȣ́ρι τ'ȣ dε̱φτέν̇ε̱
νdσέ̱νε̱σε̱ϐετ τί, σε dȣ́χ̇ετε̱ τε̱
ϐέ̱jε̱ νdε̱ Jερȣσαλ̇ίμ, εδέ τε̱ πε̱σόν̇ε̱
σ̈ȣ́με̱ νγα πλ̇έκ̇τ' ε νγα κρυε-πρίφτε̱ριτ'
ε νγα σ̈κρόν̇ε̱σιτε̱, εδέ τε̱ ϐρίτετε̱,
εδέ τε̱ τρέτε̱νε̱ dίτε̱ τε̱ ν̇γάλετε̱.
22 Ατε̱χ̇έρε Πιέτρι ε μόρι μbε̱ν̇άνε̱,
ε ζȣ́ρι τα κ̇ε̱ρτόν̇ε̱, τȣκε θέ̱νε̱,
Λ̇ετε̱ δέ̱μbετε̱ ϐέτε̱χ̇ε̱jα jότε, Ζότ:
23 μος ȣbέ̱φτε̱ κε̱jό τε τί. Πό αΰ ȣκε̱θύε
ε ι θά Πιέτριτ, Ἴκ πρέϊ μέjε,

σκάνδαλόν μου εἶσαι· διότι δὲν φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.

24 Τότε ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς μαθητὰς
αὐτοῦ, Ἐάν τις θέλῃ νὰ ἔλθῃ
ὀπίσω μου, ἂς ἀπαρνηθῇ ἑαυτὸν, καὶ
ἂς σηκώσῃ τὸν σταυρὸν αὐτοῦ, καὶ
25 ἂς μὲ ἀκολουθῇ. Διότι ὅστις θέλει νὰ
σώσῃ τὴν ζωὴν αὐτοῦ, θέλει ἀπολέσει
αὐτήν· καὶ ὅστις ἀπολέσῃ τὴν
ζωὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, θέλει εὑρεῖ
26 αὐτήν. Ἐπειδὴ τί ὠφελεῖται ἄνθρωπος,
ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ,
τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί
θέλει δώσει ἄνθρωπος εἰς ἀνταλλαγὴν
27 τῆς ψυχῆς αὐτοῦ; Διότι μέλλει ὁ Υἱὸς
τοῦ ἀνθρώπου νὰ ἔλθῃ ἐν τῇ δόξῃ
τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων
αὐτοῦ· καὶ τότε θέλει ἀποδώσει εἰς
28 ἕκαστον κατὰ τὴν πρᾶξιν αὐτοῦ. Ἀληθῶς
σᾶς λέγω, εἶναί τινες τῶν ἐδῶ
ἱσταμένων, οἵτινες δὲν θέλουσι γευθῇ
θάνατον, ἑωσοῦ ἴδωσι τὸν Υἱὸν τοῦ
ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ
αὐτοῦ.

Κεφ. ιζ΄.

1 ΚΑΙ μεθ' ἡμέρας ἓξ παραλαμβάνει
ὁ Ἰησοῦς τὸν Πέτρον, καὶ Ἰάκωβον,
καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ
ἀναβιβάζει αὐτοὺς εἰς ὄρος ὑψηλὸν
2 κατ' ἰδίαν. Καὶ μετεμορφώθη ἔμπροσθεν
αὐτῶν· καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ
ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ
3 ἔγειναν λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ,
ἐφάνησαν εἰς αὐτοὺς Μωϋσῆς καὶ Ἠλίας
4 συλλαλοῦντες μετ' αὐτοῦ. Ἀποκριθεὶς
δὲ ὁ Πέτρος, εἶπε πρὸς τὸν
Ἰησοῦν, Κύριε, καλὸν εἶναι νὰ ἤμεθα

Σατανᾶ, σε με̱ jε̃ σκανδάλ: σεπσέ
σ' κε̃ νdε̱ρ μέ̱ντ πȣ́νε̱τ ε Περε̱νdίσε̱,
πό πȣ́νε̱τ' ε ν̇έρε̱ζε̱ϐετ.
24 Ατε̱χ̇έρε Jισȣῗ ȣ θά νdσε̱̃νε̱σε̱ϐετ
τί, Κȣσ̈ τε̱ dόjε̱ τε̱ ϐίν̇ε̱ πράπα
μέ̱jε, λ̇ετε̱ μοχ̇όν̇ε̱ ϐέτε̱χεν' ε τί,
εδέ λετε̱ νγρέρε̱ κρύκ̇ιν' ε τί, εδέ
25 λ̇ετε̱ ϐίν̇ε̱ πας μέ̱jε. Σεπσέ αΰ κ̇ε̱
τε̱ dόjε̱ τε̱ σ̈πε̱τόν̇ε̱ jέτε̱ν' ε τί,
dοτα χ̇ȣμbάσε̱ ατέ̱: εδέ αΰ κ̇ε̱ τε̱
χ̇ȣμbάσε̱ jέτε̱ν' ε τί πε̱ρ πȣ́νε̱ τίμε:
26 dότα γ̇έν̇ε̱ ατέ̱. Σεπσέ τσ̈' dobῖ κᾶ
ν̇ερίȣ, νdε̱ φιτόφτε̱ γ̇ίθε̱ bότε̱νε̱, ε
τε̱ dε̱με̱τόν̇ε̱ σ̈πίρτιν' ε τί; α πό τσ̈'
dοτ' άπε̱ ν̇ερίȣ πε̱ρ κε̱μbύεριε τε̱
27 σ̈πῖρτιτ τί; Σεπσέ κᾶ πε̱ρ τ' άρδȣρ'
ι Βῖρ' ι ν̇ερίȣτ νdε̱ λ̇αϐdῖ τ' Ἄτε̱σε̱ τί
bάσ̈κε̱ με έ̱νγ̇ε̱jτ' ε τί: εδέ ατε̱χ̇έρε
dοτ' ια σ̈παγȣ́αν̇ε̱ γ̇ίθε̱-σε-τσίλ̇ιτ
28 πας πȣνε̱̃σ' ατί. Με τε̱ ϐε̱ρτέτε̱ ȣ
θέμ jȣ́ϐε, σε jάνε̱ τσά νγα ατά
κ̇ε̱ ρ̇ίνε̱ κε̱τȣ, τε̱ τσίλ̇ε̱τε̱ νȣκε̱ dοτε̱
νγ̇ε̱ρόνενε̱ ϐdέκε̱jε, γ̇ερσᾶ τε̱ σ̈όχ̇ε̱νε̱
τε̱ Βῖρ' ε ν̇ερίȣτ τȣκε άρδȣρε̱ νdε̱
μbε̱ρετε̱ρῖ τε̱ τί.

Κρε̱ῖ 17.

1 Εδέ πας γ̇άσ̈τε̱ dίτσ̈ Jισȣῗ μέρ̇
με ϐέτε̱χ̇ε Πιέτριν' εδέ Jακόϐιν'
εδέ Jοάννινε̱ τε̱ ϐε̱λᾶν' ε ατί, εδέ
ι νγ̇ίτ μbε̱ ν̇ε̱̃ μάλ̇ τε̱ λ̇άρτε̱ ϐετσ̈άνε̱.
2 Εδέ νdε̱ρ̇ο̃ϊ φυτύρε̱νε̱ πε̱ρπάρα
ατύρε: εδέ φάκ̇ε̱jα ε ατί νdρίτι
ποσί dιέλι, εδέ ρ̇όbατ' ε ατί ȣbέ̱νε̱
3 τε̱ bάρδα ποσί dρίτα. Εδέ jά τεκ
ȣdȣ̃κνε̱ ατύρεϐε Μοϊσίȣ εδέ Ιλία
4 τȣκε φόλ̇ȣρε̱ bάσ̈κε̱ με ατέ̱. Εδέ
Πιέ̱τρι ȣπε̱ργ̇έ̱κ̇ ε ι θά Jισȣῒτ, Ζότ,

ἐδώ· ἐὰν θέλῃς, ἂς κάμωμεν ἐδῶ τρεῖς
σκηνὰς, διὰ σὲ μίαν, καὶ διὰ τὸν Μωϋσῆν
μίαν, καὶ μίαν, διὰ τὸν Ἠλίαν.
5 Ἐνῷ αὐτὸς ἐλάλει ἔτι, ἰδοὺ, νεφέλη
φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδοὺ
φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, Οὗτος
εἶναι ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς τὸν
ὁποῖον εὐηρεστήθην· αὐτοῦ ἀκούετε.
6 Καὶ ἀκούσαντες οἱ μαθηταὶ, ἔπεσον
κατὰ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν
7 σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς, ἐπίασεν
αὐτοὺς καὶ εἶπεν, Ἐγέρθητε, καὶ
8 μὴ φοβεῖσθε. Ὑψώσαντες δὲ τοὺς
ὀφθαλμοὺς αὐτῶν, δὲν εἶδον οὐδένα,
εἰμὴ τὸν Ἰησοῦν μόνον.

9 Καὶ ἐνῷ κατέβαινον ἀπὸ τοῦ ὄρους,
παρήγγειλεν εἰς αὐτοὺς ὁ Ἰησοῦς,
λέγων, Μὴ εἴπητε πρὸς μηδένα τὸ
ὅραμα, ἑωσοῦ ὁ Υἱὸς τοῦ ἀνθρώπου
10 ἀναστηθῇ ἐκ νεκρῶν. Καὶ ἠρώτησαν
αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες,
Διὰ τί λοιπὸν λέγουσιν οἱ γραμματεῖς
ὅτι πρέπει νὰ ἔλθῃ ὁ Ἠλίας πρῶτον;
11 Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπε πρὸς
αὐτοὺς, Ὁ Ἠλίας μὲν ἔρχεται πρῶτον,
12 καὶ θέλει ἀποκαταστήσει πάντα. Σᾶς
λέγω ὅμως, ὅτι ἦλθεν ἤδη ὁ Ἠλίας,
καὶ δὲν ἐγνώρισαν αὐτὸν, ἀλλ' ἔπραξαν
εἰς αὐτὸν ὅσα ἠθέλησαν· οὕτω καὶ
ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει νὰ πάθῃ
13 ὑπ' αὐτῶν. Τότε ἐνόησαν οἱ μαθηταὶ,
ὅτι περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ εἶπε
πρὸς αὐτούς.
14 Καὶ ὅτε ἦλθον πρὸς τὸν ὄχλον,
ἐπλησίασεν εἰς αὐτὸν ἄνθρωπός τις
15 γονυπετῶν εἰς αὐτὸν, καὶ λέγων, Κύριε,
ἐλέησόν μου τὸν υἱὸν, διότι σεληνιάζεται,
καὶ κακῶς πάσχει· διότι
πολλάκις πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις
16 εἰς τὸ ὕδωρ· καὶ ἔφερα αὐτὸν
πρὸς τοὺς μαθητάς σου, ἀλλὰ δὲν ἠδυνήθησαν
17 νὰ θεραπεύσωσιν αὐτόν. Ἀπο-

έ̱σ̈τε̱ μίρε̱ τε̱ jέμι νε̱ κε̱τȣ́: νdε̱
dάτσ̈, λ̇ετε̱ bέ̱jε̱με̱ κε̱τȣ τρῖ τέ̱νdα,
ν̇ε̱ πε̱ρ τῦϊ, ε ν̇έ̱ πε̱ρ Μοϊσίνε̱, ε ν̇ε̱
5 πε̱ρ Ιλίνε̱. Εδέ αὔ τεκ ίσ̈τε πο τȣκε
φόλ̇ȣρε̱, jά τεκ ι μbȣλ̇σ̃ϊ ατά ν̇ε̱ ρε̱̃
ε νdρίτσ̈ιμε: εδέ jά ν̇έ̱ ζε̱ νγα ρε̱jα
τε θόσ̈τε, Κύϊ έ̱σ̈τε̱ Βῖρι ίμ ι dάσ̈ȣρι,
κ̇ε̱ ε πε̱λ̇κ̇έϐα: ατῖ ι dε̱γ̇όνι.
6 Εδέ νdσέ̱νε̱σιτε̱ κȣρ dε̱γ̇ȣ́ανε̱, ράνε̱
7 πε̱ρμbύς, εδέ ȣφρικε̱σȣ́ανε̱ φόρτ. Πό
Jισȣ̃ϊ έρδι πε̱ράνε̱, ε ι κάπι, εδέ θά,
8 Νγρέȣνι, ε μος ȣφρικε̱σόνι. Εδέ ατά
κȣρ νγρίτνε̱ σῦτ' ε τύρε πε̱ρπιέτε̱,
νȣκε̱ πάνε̱ ασνdον̇έ̱, πε̱ρϐέτσ̈ Jισȣ̃νε̱
ϐέτε̱με̱.

9 Εδέ τȣκε σbρίτȣρε̱ νγα μάλ̇ι, Jισȣ̃ϊ
ι ποροσίτι, τȣκε θέ̱νε̱, Μος ι
θόνι ασνdον̇έ̱ριτ σε τσ̈' πάτε̱, γ̇ερσᾶ
τε̱ νγ̇άλετ' ι Βῖρ' ι ν̇ερίȣτ νγα τε̱
10 ϐdέκȣριτε̱. Εδέ νdσέ̱νε̱σιτ' ε ατῖ ε
πύετνε̱, τȣκε θέ̱νε̱, Πε̱ρσέ πρᾶ θόνε̱
σ̈κρόν̇ε̱σιτε̱ σε dȣ́χετε̱ τε̱ ϐίν̇ε̱ με̱
11 πε̱ρπάρα Ιλία; Εδέ Jισȣ̃ϊ ȣπε̱ργ̇έκ̇
ε ȣ θά ατύρε, Ιλία ϐιέν με̱ πε̱ρπάρα,
εδέ dοτε̱ ϐέ̱ρε̱ μbε̱ ϐέ̱ντ γ̇ίθε̱
12 πȣ́νε̱ρατε̱. Πό ȣ́νε̱ πο ȣ θέμ jȣ́ϐε,
σε Ιλία έρδι νdασ̈τί, εδέ νȣκ' ε
ν̇όχ̇νε̱, πό ι bέ̱νε̱ τσ̈' dέσ̈νε̱: κε̱σ̈τȣ́
εδέ ι Βῖρ' ι ν̇ερίȣτ κᾶ πε̱ρ τε̱ πε̱σȣ́αρε̱
13 νγα ατά. Ατε̱χ̇έρε ε κȣπε̱τȣ́ανε̱
νdσέ̱νε̱σιτε̱, σε ȣ θά πε̱ρ
Jοάνν Παγε̱ζ̇όρινε̱.
14 Εδέ ατά κȣρ έρθνε̱ τε γ̇έ̱νdε̱jα, ι
έρδι πε̱ράνε̱ ν̇έ̱ ν̇ερῖ, ε ι ρᾶ μbε̱
15 γ̇ȣ́ν̇, τȣκε θέ̱νε̱, Ζότ, πε̱ρdε̱λέ τε̱μbῖρ,
σεπσέ ε ζ̇ε̱ λ̇ε̱νγάτ' ε χ̇έ̱νε̱σε̱,
εδέ χ̇έκ̇ κέκ̇: σεπσέ σ̈ȣ́με̱ χ̇έρε̱
bίjε νdε̱ ζιάρ, ε σ̈ȣ́με̱ χ̇έρε̱ νd'ȣ́jε̱:
16 εδέ ε σ̈πȣ́ρα τε νdσέ̱νε̱σιτ' ε τȣ̆,
17 πό νȣκε̱ μȣ́ντνε̱ τα σ̈ε̱ρόν̇ε̱νε̱. Εδέ

κριθεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν, Ὦ γενεὰ
ἄπιστος καὶ διεστραμμένη, ἕως πότε
θέλω εἶσθαι μεθ' ὑμῶν; ἕως πότε θέλω
ὑποφέρει ὑμᾶς; φέρετέ μοι αὐτὸν ἐδῶ.
18 Καὶ ἐπετίμησεν αὐτὸν ὁ Ἰησοῦς, καὶ
ἐξῆλθεν ἀπ' αὐτοῦ τὸ δαιμόνιον, καὶ
ἐθεραπεύθη τὸ παιδίον ἀπὸ τῆς ὥρας
ἐκείνης.
19 Τότε προσελθόντες οἱ μαθηταὶ πρὸς
τὸν Ἰησοῦν κατ' ἰδίαν, εἶπον, Διὰ τί
ἡμεῖς δὲν ἠδυνήθημεν νὰ ἐκβάλωμεν
20 αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπε πρὸς αὐτούς,
Διὰ τὴν ἀπιστίαν σας· διότι ἀληθῶς
σᾶς λέγω, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον
σινάπεως, θέλετε εἰπεῖ πρὸς τὸ
ὄρος τοῦτο, Μετάβηθι ἐντεῦθεν ἐκεῖ,
καὶ θέλει μεταβῇ, καὶ δὲν θέλει εἶσθαι
21 οὐδὲν ἀδύνατον εἰς ἐσᾶς. Τοῦτο
δὲ τὸ γένος δὲν ἐξέρχεται, εἰμὴ διὰ
προσευχῆς καὶ νηστείας.

22 Καὶ ἐνῷ διέτριβον ἐν τῇ Γαλιλαίᾳ,
εἶπε πρὸς αὐτοὺς ὁ Ἰησοῦς, Μέλλει ὁ
Υἱὸς τοῦ ἀνθρώπου νὰ παραδοθῇ εἰς
23 χεῖρας ἀνθρώπων· καὶ θέλουσι θανατώσει
αὐτὸν, καὶ τὴν τρίτην ἡμέραν
θέλει ἀναστηθῇ. Καὶ ἐλυπήθησαν σφόδρα.
24 Ὅτε δὲ ἦλθον εἰς τὴν Καπερναοὺμ,
προσῆλθον πρὸς τὸν Πέτρον οἱ λαμβάνοντες
τὰ δίδραχμα, καὶ εἶπον, Ὁ
διδάσκαλός σας δὲν πληρόνει τὰ δίδραχμα;
25 Λέγει, Ναί. Καὶ ὅτε εἰσῆλθεν
εἰς τὴν οἰκίαν, προέλαβεν αὐτὸν
ὁ Ἰησοῦς, λέγων, Τί σοὶ φαίνεται,
Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων
λαμβάνουσι φόρους, ἢ δασμόν;
ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ξένων;
26 Λέγει πρὸς αὐτὸν ὁ Πέτρος, Ἀπὸ
τῶν ξένων. Εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς,
27 Ἄρα ἐλεύθεροι εἶναι οἱ υἱοί. Πλὴν
διὰ νὰ μὴ σκανδαλίσωμεν αὐτοὺς, ὕπαγε
εἰς τὴν θάλασσαν, καὶ ῥίψον

Jισȣ̃ϊ ȣπε̱ργ̇έκ̇ ε θά, Ο bρές ι παbέσε̱
εδέ ι σ̈τρέ̱μbε̱ρε̱, γ̇ερ κȣ́ρ
dοτε̱ jέμ bάσ̈κε̱ με jȣ́; γ̇ερ κȣ́ρ
dοτ' ȣ dȣρόν̇ jȣ́ϐε; bίμε̱νι μȣ́α ατέ̱
18 κε̱τȣ́. Εδέ Jισȣ̃ϊ ε κ̇ε̱ρτȣ̃ϊ ατέ̱, εδέ
diᾱλι dόλι νγα αΰ, εδέ τσ̈ȣ́νι ȣσ̈ε̱ρȣ́α
κ̇ε̱ μb' ατέ̱ χ̇έρε̱.
19 Ατε̱χ̇έρε νdσέ̱νε̱σιτ' έρθνε̱ πε̱ράνε̱
Jισȣ̃ϊτ ϐετσ̈άνε̱, ε θάνε̱, Πε̱ρσέ νέϐε
νȣκε̱ μȣ́ντμε̱ τα νdσιέρ̇μ ατέ̱;
20 Εδέ Jισȣ̃ϊ ȣ θά ατύρε, Πε̱ρ πα-bεσε̱ρίνε̱
τȣ́αϊ: σεπσέ με τε̱ ϐε̱ρτέτε̱ πο
ȣ θέμ jȣ́ϐε, σε Νdε̱ πάτσ̈ι bέσε̱ σα
ν̇ε̱ κόκ̇ε σινάπι, dοτ' ι θόνι κε̱τί
μάλ̇ι, Σbρίτ κε̱τέ̱j ε σ̈κό ατιέ, εδέ
dοτε̱ σbρέσε̱, εδέ νȣκε̱ dοτε̱ jέτε̱
γ̇ε̱ κ̇ε̱ τε̱ μος μȣ́ντνι jȣ́ τα bε̱νι.
21 Εδέ κε̱jό φάρε̱ νȣκε̱ dέλ̇ τιέτραζι,
ϐέτσ̈ με τε̱ φάλ̇ȣρ' ε με
αγ̇ε̱ρίμ.
22 Εδέ ατά τε πο σίλεσ̈ινε̱ πε̱ρκ̇άρκ
Γαλ̇ιλ̇έσε̱, Jισȣ̃ϊ ȣ θά ατύρε, Ι Bίρ'
ι ν̇ερίȣτ dοτ' έπετε̱ νdε̱ dȣ́αρ τε̱
23 ν̇έρε̱ζε̱ϐετ: εδέ dοτα ϐράσε̱ν' ατέ̱,
εδέ τε̱ τρέτε̱νε̱ dίτε̱ dοτε̱ νγ̇άλετε̱.
Εδέ ατύρε ȣ έρδι κέκ̇ φόρτ.
24 Εδέ ατά κȣρ έρθνε̱ νdε̱ Καπερναȣ́μ,
έρθνε̱ πε̱ράνε̱ Πιέτριτ ατά κ̇ε̱
μάρ̇ε̱νε̱ παγέσε̱ dυ-δραχ̇μίτε̱, εδέ ι
θάνε̱, Α νȣκε̱ παγȣ́αν τε̱ dυ-δραχ̇μίτε̱
25 με̱σόν̇ε̱σι jȣ́αϊ; Αΰ θότε̱, Πό. Εδέ κȣρ
χ̇ύρι νdε̱ σ̈τε̱πίτ, Jισȣ̃ϊ ε πρίτι, τȣκε
θέ̱νε̱, Σί τε̱ dȣ́κετε̱, Σιμόν; νγα
τσίλ̇ε̱τε̱ μάρ̇ε̱νε̱ παγέσα, α τε̱ δέ̱να
μbε̱ρέτε̱ριτ' ε δε̄ȣτ; νγα bίjτ' ε
26 τύρε, από νγα τε̱ χ̇ȣ́αjτε̱; Πιέτρι ι
θότ' ατί, Νγα τε̱ χ̇ȣ́αjτε̱. Jισȣ̃ϊ ι
θά ατί, Βάλε̱ bίjτε̱ jάνε̱ τε̱ λ̇ίρε̱.
27 Πό κ̇ε̱ τε̱ μος σκανδαλ̇ίσμε̱ ατά,
σ̈κό νdε̱ dε̄τ, ε χ̇ίθ ν̇έ̱ γρέπ, εδέ

ἄγκιστρον, καὶ τὸ πρῶτον ὀψάριον, τὸ ὁποῖον ἀναϐῇ, λάϐε, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, θέλεις εὑρεῖ στατῆρα· ἐκεῖνον λαϐὼν δὸς εἰς αὐτοὺς δι᾽ ἐμὲ καὶ σέ.

Κεφ. ιή.

1 ᾽ΕΝ ἐκείνῃ τῇ ὥρᾳ ἦλθον οἱ μα-
θηταὶ πρὸς τὸν ᾽Ιησοῦν, λέγοντες, Τίς
ἆρα εἶναι μεγαλήτερος ἐν τῇ βασιλείᾳ
2 τῶν οὐρανῶν; Καὶ προσκαλέσας ὁ ᾽Ιη-
σοῦς παιδίον ἔστησεν αὐτὸ ἐν τῷ μέ-
3 σῳ αὐτῶν, καὶ εἶπεν, ᾽Αληθῶς σᾶς
λέγω, ἐὰν δὲν ἐπιστρέψητε, καὶ γείνητε
ὡς τὰ παιδία, δὲν θέλετε εἰσέλθει εἰς
4 τὴν βασιλείαν τῶν οὐρανῶν. ῞Οστις
λοιπὸν ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παι-
δίον τοῦτο, οὗτος εἶναι ὁ μεγαλήτερος
5 ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ ὅσ-
τις δεχθῇ ἓν τοιοῦτον παιδίον εἰς τὸ
6 ὄνομά μου, ἐμὲ δέχεται. ῞Οστις ὅμως
σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων
τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει εἰς
αὐτὸν νὰ κρεμασθῇ μύλου πέτρα ἐπὶ
τὸν τράχηλον αὐτοῦ, καὶ νὰ καταπον-
τισθῇ εἰς τὸ πέλαγος τῆς θαλάσσης.

7 Οὐαὶ εἰς τὸν κόσμον διὰ τὰ σκάν-
δαλα· διότι εἶναι ἀνάγκη νὰ ἔλθωσι
τὰ σκάνδαλα· πλὴν οὐαὶ εἰς τὸν ἄν-
θρωπον ἐκεῖνον, διὰ τοῦ ὁποίου τὸ
8 σκάνδαλον ἔρχεται. Καὶ ἐὰν ἡ χεὶρ
σου ἢ ὁ πούς σου σὲ σκανδαλίζῃ, ἔκ-
κοψον αὐτὰ, καὶ ῥίψον ἀπὸ σοῦ. κα-
λήτερόν σοι εἶναι νὰ εἰσέλθῃς εἰς τὴν
ζωὴν χωλὸς ἢ κουλλός· παρὰ ἔχων
δύο χεῖρας ἢ δύο πόδας νὰ ῥιφθῇς εἰς
9 τὸ πῦρ τὸ αἰώνιον. Καὶ ἐὰν ὁ ὀφθαλ-
μός σου σὲ σκανδαλίζῃ, ἔκϐαλε αὐτὸν,
καὶ ῥίψον ἀπὸ σοῦ· καλήτερόν σοι εἶναι

νγρέ πέσ̈κȣν᾽ ε πάρε̱ κ̇ε̱ τε̱ dάλ̆ε̱, εδέ σι τ᾽ ι χ̇άπτσ̈ γόjε̱νε̱, dότε̱ γ̇έν̇τσ̈ ν̇ε̱ στατῖρ: μέρ̇-ε, ε έπȣα ατύρε πε̱ρ μȣ́α εδέ πε̱ρ τῦϊ.

Κρε̈ῒ 18.

1 Νd᾽ ατέ̱ όρε̱ έρθνε̱ νdσε̱νε̱σιτε̱ τε
Jισȣ̃ϊ, ε ι θάνε̱, Βάλε̱ τσίλι έ̱σ̈τε̱
με̱ ι μᾶθ νdε̱ μbε̱ρετε̱ρῖτ τε̱ κ̇ιέ-
2 jεϐετ; Εδέ Jισȣ̃ϊ θίρ̇ι πε̱ράνε̱ ϐέτε̱-
χ̇εσε̱ τῖ ν̇ε̱ τσ̈ȣν τε̱ ϐόγε̱λ̆ε̱, εδέ ε
3 κ̇ε̱νdρ̃οϊ ατέ̱ νdε̱ μέστ τ᾽ατύρε, ε
θά, Με τε̱ ϐε̱ρτέτε̱ πο ȣ θέμ jȣ́ϐε,
νdε̱ μος ȣκε̱θέφσ̈ι, ε τε̱ ƀε̱νενι ποσί
τσ̈ȣ́νατ᾽ ε ϐέγ̇ε̱λε̱, νȣκε̱ dοτε̱ χ̇ῦνι
4 νdε̱ μbε̱ρετε̱ρῖτ τε̱ κ̇ιέjεϐετ. Κȣ́σ̈ τε̱
ȣνγ̇ν̇ε̱ πρᾶ ϐέτε̱χ̇εν᾽ ε τῖ ποσί κύϊ
τσ̈ȣ́ν ι ϐόγε̱λ̆ε̱, κύϊ έ̱σ̈τε̱ με̱ ι μάθ
5 νdε̱ μbε̱ρετε̱ρῖτ τε̱ κ̇ιέjεϐετ: εδέ
κȣ́σ̈ τε̱ πρέσε̱ ν̇ε̱ τε̱ τίλε̱ τσ̈ȣν τε̱
ϐόγε̱λ̆ε̱ μb᾽ έμε̱ριτ τίμ, με̱ κᾶ πρί-
6 τȣρε̱ μȣ́α. Πό κȣ́σ̈ τε̱ σκανδαλ̆ίσν̇ε̱
ν̇ε̱ νγα κε̱τά τε̱ ϐέγ̇ε̱λ̆ιτε̱ κ̇ε̱ με̱
μbεσόν̇ε̱νε̱, έ̱σ̈τε̱ μίρε̱ πε̱ρ ατέ̱ τ᾽ ι ϐά-
ρετε̱ ν̇ε̱ γȣ̃ρ μȣλῖρι μbι κ̇άφε̱τ τ᾽ ατί,
εδέ τε̱ κρέδετε̱ νdε̱ φȣ́ντ τε̱ dε̆τιτ.
7 Μιέρ bότα νγα σκανδαλ̆ίτε̱: σε-
πσέ έ̱σ̈τε̱ νεϐόjε̱ τε̱ ϐίν̇ε̱νε̱ σκανδα-
λ̆ίτε̱: πό μιέρ αΰ ν̇ερῖ, πρέϊ τε̱ τσί-
8 λ̇ιτ ϐιέν σκανδαλ̆ία. Εδέ νdε̱ τε̱
σκανδαλ̆ίστε̱ dόρα jότε α κέ̱μbα
jότε, πρέ-ϊ, εδέ χ̇ίδι πρέϊ τέjε: έ̱σ̈τε̱
με̱ μίρε̱ πε̱ρ τῦϊ τε̱ χ̇ῦν̇τσ̈ νdε̱
jέτε̱τ ι τσ̈άλε̱ α dορ̇άτσ· σε τε̱
κε̆σ̈ dῦ dȣ́αρ α dῦ κέ̱μbε̱, ε τε̱
9 χ̇ίδετσ̈ νdε̱ ζιάρ̇ τε̱ πα-σόσȣρε̱. Εδέ
νdε̱ τε̱ σκανδαλ̆ίστε̱ σῦρι ύτ, νdσίρ-ε
ατέ̱, ε χ̇ίδε πρέϊ τέjε: με̱ μίρε̱

μονόφθαλμος νὰ εἰσέλθῃς εἰς τὴν
ζωὴν, παρὰ ἔχων δύο ὀφθαλμοὺς νὰ
ῥιφθῇς εἰς τὴν γέενναν τοῦ πυρός.

10 Προσέχετε, μὴ καταφρονήσητε ἕνα
τῶν μικρῶν τούτων· διότι σᾶς λέγω,
ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν τοῖς οὐρανοῖς
διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ
11 Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἐπειδὴ
ὁ Υἱὸς τοῦ ἀνθρώπου ἦλθε διὰ νὰ
12 σώσῃ τὸ ἀπολωλός. Τί σᾶς φαίνεται;
ἐὰν ἄνθρωπός τις ἔχῃ ἑκατὸν πρόβατα,
καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, δὲν ἀφίνει
τὰ ἐννενήκοντα ἐννέα, καὶ ὑπάγων
13 ἐπὶ τὰ ὄρη ζητεῖ τὸ πλανώμενον; Καὶ
ἐὰν συμβῇ νὰ εὕρῃ αὐτὸ, ἀληθῶς σᾶς
λέγω, ὅτι χαίρει δι' αὐτὸ μᾶλλον
παρὰ διὰ τὰ ἐννενήκοντα ἐννέα τὰ
14 μὴ πεπλανημένα. Οὕτω δὲν εἶναι θέλημα
ἔμπροσθεν τοῦ Πατρός σας τοῦ
ἐν οὐρανοῖς, νὰ ἀπολεσθῇ εἷς τῶν
μικρῶν τούτων.

15 Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός
σου, ὕπαγε, καὶ ἔλεγξον αὐτὸν
μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐὰν σοῦ
16 ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·
ἐὰν ὅμως δὲν ἀκούσῃ, παράλαβε μετὰ
σοῦ ἔτι ἕνα ἢ δύο, διὰ νὰ βεβαιωθῇ
πᾶς λόγος ἐπὶ στόματος δύο μαρτύρων
17 ἢ τριῶν. Καὶ ἐὰν παρακούσῃ αὐτῶν,
εἰπὲ τοῦτο πρὸς τὴν ἐκκλησίαν· ἀλλ'
ἐὰν καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἂς
εἶναι εἰς σὲ ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
18 Ἀληθῶς σᾶς λέγω, Ὅσα ἐὰν
δέσητε ἐπὶ τῆς γῆς, θέλουσιν εἶσθαι
δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν
λύσητε ἐπὶ τῆς γῆς, θέλουσιν εἶσθαι
19 λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν σᾶς
λέγω, ὅτι ἐὰν δύο ἀπὸ σᾶς συμφω-

ε̱σ̈τε̱ πε̱ρ τῦϊ τε̱ χ̇ῦν̇τσ̈ νdε̱ jέτε̱τ
με ν̇ε̱ σῦ ϐέτε̱με̱, σε τε̱ κε̱σ̈ dύ
σῦ, ε τε̱ χ̇ίδεσ̈ νdε̱ γ̇εχ̇ένε̱ τε̱
ζιάρ̇ιτ.

10 Σ̈ικόνι, μος bε̱νι πε̱ρ ασγ̇ε̱ ν̇ε̱
νγα κε̱τά τε̱ ϐέγ̇ε̱λιτε̱: σεπσέ πο ȣ
θέμ jȣϐε, σε ε̱νγ̇ε̱jτ' ε ατύρε νdε̱
κ̇ιέjετ σ̈όχ̇ε̱νε̱ γ̇ιθε̱ν̇ε̱ φάκ̇εν' ε τ'ίμ-
11 ετι κ̇ε̱ ε̱σ̈τε̱ νdε̱ κ̇ιέjετ. Σεπσέ ι
Βῖρ' ι ν̇ερίȣτ έρδι τε̱ σ̈πε̱τόν̇ε̱ τε̱ χ̇ȣ-
12 μbȣρινε̱. Τσ̈' ȣ dȣκετε̱ jȣϐε; νdε̱
πάστε̱ νdον̇ε̱ ν̇ερῖ ν̇ε̱ κ̇ίντ δε̱ν, εδέ
τ' ι χ̇ȣμbάσε̱ ν̇ε̱ νγα ατό, α νȣκε̱ λ̇ε̱
τε̱ νε̱ντε̱-δ'ιετ' ε νε̱ντατε̱, ε ϐέτε νdε̱πε̱ρ
μάλ̇ετ τε̱ κε̱ρκόν̇ε̱ τε̱ χ̇ȣμbȣρε̱νε̱;
13 Εδέ νdε̱ κ̇όφτε̱ σε ε γ̇ε̱ν, με τε̱
ϐε̱ρτέτε̱ πο ȣ θέμ jȣϐε, σε γε̱ζ̇ό-
νετε̱ με̱ τέπε̱ρε̱ πε̱ρ ατε̱, σε πε̱ρ τε̱
νε̱ντε̱-δίετ' ε νε̱ντατ κ̇ε̱ σ' κάνε̱
14 χ̇ȣμbȣρε̱. Κε̱σ̈τȣ νȣκ' ε̱σ̈τ' ε dάσ̈ȣρε̱
πε̱ρπάρα Ἇτιτ τȣαῖ κ̇ε̱ ε̱σ̈τε̱ νdε̱
κ̇ιέjετ, τε̱ χ̇ȣμbάσε̱ ν̇ε̱ νγα κε̱τά τε̱
ϐέγ̇ε̱λιτε̱.

15 Εδέ νdε̱ bε̱φτε̱ φάj ύτ-ϐε̱λᾶ,
σ̈κό εδέ κ̇ε̱ρτόjε νdε̱ μέστ τέjε εδέ
ατῖ ϐέτε̱με̱: νdε̱ τε̱ dε̱γ̇όφτε̱, ε φι-
16 τόϐε τε̱τ-ϐε̱λᾶ: πό νdε̱ μος τε̱ dε̱-
γ̇όφτε̱, μέρ̇ με ϐέτε̱χ̇ε εδέ ν̇ε̱ α dύ
ϐέτε̱, κ̇ε̱ τε̱ κ̇ε̱νdρόν̇ε̱ τσ̈' dό φιάλ̇ε̱
νdε̱ γ̇όjε̱ dύ α τρέ μαρτίρε̱ϐε.
17 Εδέ νdε̱ μος ȣ dε̱γ̇όφτε̱ ατύρε,
θȣαjα κε̱τε̱ κ̇ίσ̈ε̱σε̱: εδέ νdε̱ μος ι
dε̱γ̇όφτ' εδέ κ̇ίσ̈ε̱σε̱, ατε̱χ̇έρε αῦ λ̇ετε̱
jέτε̱ ποσί γ̇ε̱ντᾶρι εδέ κȣμερ-
18 κ̇ᾶρι. Με τε̱ ϐε̱ρτέτε̱ ȣ θέμ jȣϐε,
Τσ̈' τε̱ λ̇ίθνι μbι δε̱τ, dοτε̱ jένε̱ λ̇ί-
δȣρε̱ νdε̱ κ̇ιέλτ: εδέ τσ̈' τε̱ σγ̇ίθνι
μbι δε̱τ, dοτε̱ jένε̱ σγ̇ίδȣρε̱ νdε̱ κ̇ιέλτ.
19 Πε̱ρσε̱ρῖ πο ȣ θέμ jȣϐε, σε νdε̱
κ̇όφσ̈ινε̱ μbι δε̱τ dύ ϐέτε̱ νγα jȣ με̱

νήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς
πράγματος, περὶ τοῦ ὁποίου ἤθελον
κάμει αἴτησιν, θέλει γείνει εἰς αὐτοὺς
παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
20 Διότι ὅπου εἶναι δύο ἢ τρεῖς συνηγμένοι
εἰς τὸ ὄνομά μου, ἐκεῖ εἶμαι
ἐγὼ ἐν τῷ μέσῳ αὐτῶν.
21 Τότε προσελθὼν πρὸς αὐτὸν ὁ
Πέτρος, εἶπε, Κύριε, ποσάκις ἂν ἁμαρτήσῃ
εἰς ἐμὲ ὁ ἀδελφός μου θέλω
22 συγχωρήσει αὐτόν; ἕως ἑπτάκις; Λέγει
πρὸς αὐτὸν ὁ Ἰησοῦς, Δὲν σοὶ λέγω,
ἕως ἑπτάκις· ἀλλ' ἕως ἑβδομηκοντάκις
23 ἑπτά. Διὰ τοῦτο ἡ βασιλεία τῶν οὐρανῶν
ὡμοιώθη μὲ ἄνθρωπον βασιλέα,
ὅστις ἠθέλησε νὰ θεωρήσῃ λογαριασμὸν
24 μετὰ τῶν δούλων αὐτοῦ. Καὶ ὅτε ἤρχισε
νὰ θεωρῇ, ἐφέρθη πρὸς αὐτὸν εἷς
25 ὀφειλέτης μυρίων ταλάντων. Καὶ ἐπειδὴ
δὲν εἶχε νὰ ἀποδώσῃ, προσέταξεν ὁ
κύριος αὐτοῦ νὰ πωληθῇ αὐτὸς, καὶ ἡ
γυνὴ αὐτοῦ, καὶ τὰ τέκνα, καὶ πάντα
ὅσα εἶχε, καὶ νὰ ἀποδοθῇ τὸ ὀφειλόμενον.
26 Πεσὼν λοιπὸν ὁ δοῦλος προσεκύνει
αὐτὸν, λέγων, Κύριε, μακροθύμησον
εἰς ἐμὲ, καὶ πάντα θέλω σοὶ ἀποδώσει.
27 Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ
δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν, καὶ
28 τὸ δάνειον ἀφῆκεν εἰς αὐτόν. Ἀφοῦ
ὅμως ἐξῆλθεν ὁ δοῦλος ἐκεῖνος, εὗρεν
ἕνα τῶν συνδούλων αὐτοῦ, ὅστις
ἐχρεώστει εἰς αὐτὸν ἑκατὸν δηνάρια·
καὶ πιάσας αὐτὸν, ἔπνιγε, λέγων,
29 Ἀπόδος μοι ὅ,τι χρεωστεῖς· Πεσὼν
λοιπὸν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς
πόδας αὐτοῦ, παρεκάλει αὐτὸν λέγων,
Μακροθύμησον εἰς ἐμὲ, καὶ πάντα
30 θέλω σοὶ ἀποδώσει. Ἐκεῖνος ὅμως δὲν
ἤθελεν, ἀλλ' ἀπελθὼν ἔβαλεν αὐτὸν
εἰς φυλακὴν, ἑωσοῦ ἀποδώσῃ τὸ ὀφειλόμενον.
31 Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ
τὰ γενόμενα, ἐλυπήθησαν σφόδρα·
καὶ ἐλθόντες ἐφανέρωσαν πρὸς τὸν

ν̇ε̰ φιάλ̓ε̰ πε̰ρ τσ̈' dό φάρε̰ γ̇ε̰jε κ̇ε̰
τε̰ λ̓ύπν̇ε̰νε̰, dοτ' ȣ bε̰νετ' ατύρε νγα
20 ιμ-άτε̰ κ̇ε̰ έ̰σ̈τε̰ νdε̰ κ̇ιέ̰jετ. Σεπσέ
κȣ τε̰ jένε̰ dύ α τρέ ϐέτε̰ μbε̰λ̓έδȣρε̰
μb' έμε̰ριτ τίμ, ατιέ jάμ εδέ ȣνε̰
νdε̰ μέστ τ' ατύρε.
21 Ατε̰χ̇έρε ι έρδι πε̰ράνε̰ Πιέτρι, ε
θά, Ζότ, νdε̰ με̰ φε̰jέφτε̰ ιμ-ϐε̰λᾶ,
σᾶ χ̇έρε̰ dοτ' ια φάλ̓ ατῖ; γ̇ερ μbε̰
22 σ̈τάτε̰ χ̇έρε̰; Jισȣ̃ϊ ι θότ, ατῖ, Nȣκε̰
τε̰ θέμ, γ̇ερ μbε̰ σ̈τάτε̰ χ̇έρε̰: πό
γ̇ερ μbε̰ σ̈τατε̰-δίετε̰ χ̇έρε̰ νγα
23 σ̈τάτε̰ χ̇έρε̰. Πε̰ρανdάϊ' μbε̰ρετε̰ρῖ' ε
κ̇ιέjεϐετ γ̇ᾶȣ με ν̇ε̰ ν̇ερῖ μbε̰ρέτ, κ̇ε̰
dέσ̈ι τε̰ bε̰ν̇ε̰ λογαρῖ με σ̈ε̰ρbε̰τόρε̰τ'
24 ε τῖ. Εδέ κȣρ ζȣ̃ρι τε̰ bε̰ν̇ε̰ λογαρῖ,
ι πρȣνε̰ ν̇έ̰ dετȣ́αρ κ̇ε̰ ι κίσ̈τε dετύρε̰
25 δίετε̰ μίjε̰ ταλάνdα. Εδέ αΰ
πασσί νȣκε̰ κίσ̈τε τ' ι λ̓άν̇ε̰, ι ζότι
ȣρδε̰ρο̃ϊ τε̰ σ̈ίτετ' αΰ, εδέ γρȣ́αj' ε
ατῖ, εδέ τε̰ bίjτε̰, εδέ γ̇ίθε̰ σε τσ̈'
26 κίσ̈τε, εδέ τε̰ λ̓άχ̇ετε̰ dετύρα. Πό
σ̈ε̰ρbε̰τόρ' ι ρᾶ νdε̰ρ κέ̰μbε̰, ε ι λ̓ȣ́τεϊ,
τȣκε θε̰νε̰, Ζότ, bέ̰νȣ ζε̰με̰ρε̰-γ̇έρε̰
μbε̰ μȣ́α, εδέ dοτε̰ τ' ι λ̓ᾶν̇ τε̰
27 γ̇ίθα. Εδέ τε̰ ζότ σι ι ȣδέ̰μπ αΰ σ̈ε̰ρbε̰τόρι,
ε λ̓ε̰σ̈ο̃ϊ, εδέ ια λ̓ά dετύρε̰νε̰.
28 Πό αΰ σ̈ε̰ρbε̰τόρι σι dόλι, γ̇έτι ν̇ε̰ νγα
σ̈ε̰ρbε̰τόρε̰τε̰ σ̈όκε̰τ' ε τῖ, κ̇ε̰ ι κίσ̈τε
dετύρε̰ ατῖ ν̇ε̰ κ̇ίντ dινάρε̰: εδέ σι ε
ζȣ̃ρι, ε μbύστε, τȣκε θε̰νε, Λ̓ά-με̰
29 τσ̈' dετύρε̰ με̰ κε̰̃. Ατε̰χ̇έρε πρᾶ
σ̈ε̰ρbε̰τόρι σ̈όκ̇ι τῖ ι ρᾶ νdε̰ρ κέ̰μbε̰,
ε ι λ̓ȣ́τεϊ, τȣκε θε̰νε̰, Bέ̰νȣ ζε̰με̰ρε̰-γ̇έρε̰
μbε̰ μȣ́α, εδέ dοτε̰ τ' ι λ̓ᾶν̇
30 τε̰ γ̇ίθα. Εδέ αΰ νȣκε̰ dόντε, πό
σ̈κο̃ϊ εδέ ε ϐȣ̃ρι νdε̰ bȣρκ, γ̇ερσᾶ τ'ι
31 λ̓άν̇ε̰ dετύρε̰νε̰. Εδέ σ̈ε̰ρbε̰τόρε̰τε̰
σ̈όκε̰τ' ε ατῖ κȣρ πάνε̰ σε τσ̈' ȣbε̰,
ȣχ̇ελμȣ́ανε̰ φόρτ: εδέ έρθνε̰, ε ι

κύριον αὐτῶν πάντα τὰ γενόμενα.
32 Τότε προσκαλέσας αὐτὸν ὁ κύριος αὐτοῦ,
λέγει πρὸς αὐτὸν, Δοῦλε πονηρὲ,
πᾶν τὸ χρέος ἐκεῖνο σοὶ ἀφῆκα, ἐπειδὴ
33 μὲ παρεκάλεσας· δὲν ἔπρεπε καὶ σὺ
νὰ ἐλεήσῃς τὸν σύνδουλόν σου, καθὼς
34 καὶ ἐγὼ σὲ ἠλέησα; Καὶ ὀργισθεὶς ὁ
κύριος αὐτοῦ παρέδωκεν αὐτὸν εἰς τοὺς
βασανιστὰς, ἕωσοῦ ἀποδώσῃ πᾶν τὸ
35 ὀφειλόμενον εἰς αὐτόν. Οὕτω καὶ ὁ
Πατήρ μου ὁ ἐπουράνιος θέλει κάμει
εἰς ἐσᾶς, ἐὰν δὲν συγχωρήσητε ἐκ
καρδίας σας ἕκαστος εἰς τὸν ἀδελφὸν
αὐτοῦ τὰ πταίσματα αὐτῶν.

Κεφ. ιθ'.—κ'.

1 Καὶ ὅτε ἐτελείωσεν ὁ Ἰησοῦς τοὺς
λόγους τούτους, ἀνεχώρησεν ἀπὸ τῆς
Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς
2 Ἰουδαίας, πέραν τοῦ Ἰορδάνου. Καὶ
ἠκολούθησαν αὐτὸν ὄχλοι πολλοί· καὶ
ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
3 Καὶ ἦλθον πρὸς αὐτὸν οἱ Φαρισαῖοι,
πειράζοντες αὐτὸν, καὶ λέγοντες
πρὸς αὐτὸν, Συγχωρεῖται εἰς τὸν
ἄνθρωπον νὰ χωρισθῇ τὴν γυναῖκα
4 αὐτοῦ διὰ πᾶσαν αἰτίαν; Ὁ δὲ ἀποκριθεὶς
εἶπε πρὸς αὐτοὺς, Δὲν ἀνεγνώσατε,
ὅτι ὁ πλάσας ἀπ' ἀρχῆς ἄρσεν
5 καὶ θῆλυ ἔπλασεν αὐτοὺς; Καὶ εἶπεν,
Ἕνεκεν τούτου θέλει ἀφήσει ἄνθρωπος
τὸν πατέρα καὶ τὴν μητέρα, καὶ
θέλει προσκολληθῇ εἰς τὴν γυναῖκα αὐτοῦ,
καὶ θέλουσιν εἶσθαι οἱ δύο εἰς
6 σάρκα μίαν; Ὥστε δὲν εἶναι πλέον
δύο, ἀλλὰ μία σάρξ. Ἐκεῖνο λοιπὸν τὸ
ὁποῖον ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος
ἂς μὴ χωρίζῃ.
7 Λέγουσι πρὸς αὐτὸν, Διὰ τί λοιπὸν
ὁ Μωϋσῆς προσέταξε νὰ δώσῃ ἔγγραφον
διαζυγίου, καὶ νὰ χωρισθῇ αὐτήν;
8 Λέγει πρὸς αὐτοὺς, Διότι ὁ Μωϋσῆς

dε̱φτύενε̱ τε̱ ζότ γ̇ίθε̱ σα̃ ȣbέ̱νε̱.
32 Ατε̱χ̇έρε ι ζότι ε θίρι πε̱ράνε̱, ε ι
θά, Σ̈ε̱ρbε̱τόρ' ι λ̇ίκ, γ̇ίθ' ατέ̱ dετύρε̱
33 τα λ̇άσ̈ε̱ τῦϊ, σεπσέ μ'ȣλ̇ȣ́τε: νȣκε̱
dȣ́χ̇εϊ εδέ τί τε̱ πε̱ρdε̱λέν̇ε σ̈ε̱ρbε̱τόρινε̱
σ̈όκνε̱ τέ̱ντ, σικȣ́νdρε̱ τε̱
34 πε̱ρdε̱λέϐα εδέ ȣ́νε̱ τῦϊ; Εδέ ι ζότι
ȣζε̱με̱ρȣ́α, εδέ ε δά νdε̱ρ dȣ́αρ τ'ατύρε
κ̇ε̱ μȣνdόν̇ε̱νε̱, γ̇ερσα̃ τε̱ λ̇άν̇ε̱
35 γ̇ίθε̱ dετύρε̱νε̱ κ̇ε̱ ι κίσ̈τε ατί. Κε̱σ̈τȣ́
εδέ ιμ-άτε̱ κ̇ιελόρι dοτ' ȣα bέ̱ν̇ε̱
jȣϐε, νdε̱ μος ȣα φάλ̇τσ̈ι με γ̇ίθε̱
ζέ̱με̱ρατ τȣ́αjα γ̇ίθε̱-σε-τσίλ̇ι τε̱
ϐε̱λα̃τ τί φάjετ' ε ατύρε.

Κρε̱̃ϊ 19—20.

1 Εδέ Jισȣ̃ϊ κȣρ μbαρο̃ϊ κε̱τό φιάλ̇ε̱,
ȣνγρ̇ίτ νγα Γαλ̇ιλ̇έα, εδέ έρδι νdε̱
σινόρετ τε̱ Jȣδέσε̱, πε̱ρτέj Jορδάνιτ.
2 Εδέ ι ϐάνε̱ πας ατί σ̈ȣμε̱ γ̇έ̱νdε̱jε:
εδέ σ̈ε̱ρο̃ϊ ατά ατιέ.
3 Εδέ έρθνε̱ τεκ αΰ Φαρισέjτε̱, τȣκε
νγάρε̱ ατέ̱, ε τȣκε θέ̱νε̱ ατί, Νdε̱ ι
έ̱σ̈τ' ε ȣδε̱σε̱ ν̇ερίȣτ τε̱ λ̇ε̱σ̈όν̇ε̱ γρȣ́αν'
4 ε τί περ τσ̈' dό φάρε̱ σ̈κάκȣ; Εδέ
αΰ ȣπε̱ργ̇έκ̇ ε ȣ θά ατύρε, Νȣκε̱
κένι κε̱νdȣ́αρε̱, σε αΰ κ̇ε̱ bέ̱ρι ατά
κ̇ε̱ νdε̱ κρύετ τε̱ χ̇έρε̱σε̱, ι bέ̱ρι
5 ατά μάσ̈κȣλ εδέ φέμε̱ρε̱; Εδέ θά,
Πε̱ρ κε̱τέ̱ πȣ́νε̱ ν̇ερίȣ dοτε̱ λ̇έ̱ρε̱
τ'άτε̱ν' ε τ' έ̱με̱νε̱, εδέ dοτε̱ νγ̇ίτετε̱
πας γρȣ́ασε̱ τί, εδέ τε̱ dύ dοτε̱
6 jένε̱ ν̇ε̱ μίσ̈; Κάκ̇ε̱ σα̃ νȣκε̱ jάνε̱
με̱ dύ, πό ν̇ε̱ μίσ̈. Ατέ̱ πρα̃ κ̇ε̱
Περε̱νdία ε bέ̱ρι πάρ, ν̇ερίȣ λ̇ετε̱
μος ε νdάν̇ε̱.
7 Ι θόν' ατί, Πε̱ρσέ πρα̃ Μοϊσίȣ κα̃
ποροσίτȣρε̱ τ' ι έπετε̱ κάρτ' ε νdάριεσε̱,
8 εδέ τε̱ λ̇ε̱σ̈όνετε̱; Ȣ θότ' α-

διὰ τὴν σκληροκαρδίαν σας συνεχώρησεν
εἰς ἐσᾶς νὰ χωρίζησθε τὰς γυναῖκάς
σας· ἀπ' ἀρχῆς ὅμως δὲν ἔγεινεν
9 οὕτω. Σᾶς λέγω δὲ, ὅτι ὅστις
χωρισθῇ τὴν γυναῖκα αὐτοῦ, ἐκτὸς διὰ
πορνείαν, καὶ νυμφευθῇ ἄλλην, γίνεται
μοιχός· καὶ ὅστις νυμφευθῇ γυναῖκα
κεχωρισμένην, γίνεται μοιχός.

10 Λέγουσι πρὸς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ,
Ἐὰν οὕτως ἔχῃ ἡ ὑποχρέωσις
τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα, δὲν
11 συμφέρει νὰ νυμφευθῇ. Ὁ δὲ εἶπε
πρὸς αὐτοὺς, Δὲν δύνανται πάντες νὰ
δεχθῶσι τὸν λόγον τοῦτον, ἀλλ' εἰς
12 ὅσους εἶναι δεδομένον. Διότι εἶναι εὐνοῦχοι,
οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν
οὕτω· καὶ εἶναι εὐνοῦχοι, οἵτινες
εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων·
καὶ εἶναι εὐνοῦχοι, οἵτινες εὐνούχισαν
ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
Ὅστις δύναται νὰ δεχθῇ τοῦτο, ἂς
δεχθῇ.

13 Τότε ἐφέρθησαν πρὸς αὐτὸν παιδία,
διὰ νὰ ἐπιθέσῃ τὰς χεῖρας ἐπ' αὐτὰ,
καὶ νὰ εὐχηθῇ· οἱ δὲ μαθηταὶ ἐπέπληξαν
14 αὐτά. Πλὴν ὁ Ἰησοῦς εἶπεν, Ἀφήσατε
τὰ παιδία, καὶ μὴ ἐμποδίζετε
αὐτὰ νὰ ἔλθωσι πρὸς ἐμέ· διότι τῶν
τοιούτων εἶναι ἡ βασιλεία τῶν οὐρανῶν·
15 Καὶ ἀφοῦ ἐπέθηκεν ἐπ' αὐτὰ τὰς
χεῖρας, ἀνεχώρησεν ἐκεῖθεν.

16 Καὶ ἰδοὺ, προσελθών τις εἶπε πρὸς
αὐτὸν, Διδάσκαλε ἀγαθὲ, τί καλὸν νὰ
17 πράξω διὰ νὰ ἔχω ζωὴν αἰώνιον; Ὁ
δὲ εἶπε πρὸς αὐτὸν, Τί μὲ λέγεις ἀγαθόν;
οὐδεὶς ἀγαθὸς εἰμὴ εἷς, ὁ Θεός.
Ἀλλ' ἐὰν θέλῃς νὰ εἰσέλθῃς εἰς τὴν
18 ζωὴν, φύλαξον τὰς ἐντολάς. Λέγει
πρὸς αὐτὸν, Ποίας; Καὶ ὁ Ἰησοῦς εἶπε,
Τὸ Μὴ φονεύσῃς· Μὴ μοιχεύσῃς· Μὴ

τύρε, Σεπσέ Μοϊσίȣ ȣα λ̇ά jȣ́ϐε τε̱
λ̇ε̱σ̈όνι γρᾶτε̱ τȣ́αjα πε̱ρ ζ̒ε̱με̱ράσ̈περε̱νε̱
τȣ́αj: πό νdε̱ κρύετ τε̱
9 χ̇έρε̱σε̱ σ' κᾶ κ̇έ̱νε̱ κε̱σ̈τȣ́. Εδέ πό
ȣ θέμ jȣ́ϐε, σε αύ κ̇ε̱ τε̱ λ̇ε̱σ̈όν̇ε̱
γρȣ́αν' ε τῖ, πε̱ρϐέτσ̈ πε̱ρ πȣ́νε̱
κȣρϐε̱ρίε, εδέ τε̱ μαρτόνετε̱ με τιάτε̱ρε̱,
κȣρϐε̱ρόν: εδέ αύ κ̇ε̱ τε̱ μαρτόνετε̱
με γρȣ́α τε̱ λ̇ε̱σ̈ȣ́αρε̱, κȣρϐε̱ρόν.

10 Νdσέ̱νε̱σιτ' ε τῖ ι θόνε̱, Νdε̱ κ̇όφτε̱
κε̱σ̈τȣ́ πȣ́ν' ε ν̇ερίȣτ με γρȣ́ανε̱, νȣκ'
11 έ̱σ̈τε̱ μίρε̱ τε̱ μαρτόνετε̱. Εδέ αύ ȣ
θότ' ατύρε, Νȣκε̱ μȣ́ντ τα κȣπε̱τόν̇ε̱νε̱
κε̱τέ̱ φιάλ̇ε̱ τε̱ γ̇ίθε̱, πό ατύρεϐε
12 κ̇ε̱ ȣ έ̱στε̱ δέ̱νε̱. Σεπσέ κᾶ τε̱
dρέδȣρε̱, κ̇ε̱ κάνε̱ λ̇ίνdȣρε̱ κε̱σ̈τȣ́ κ̇ε̱
νγα bάρκȣ ι σ' έ̱με̱σε̱: εδέ κᾶ τε̱
dρέδȣρε̱, κ̇ε̱ ȣdρόθνε̱ νγα ν̇έρε̱ζ̒ιτε̱:
εδέ κᾶ τε̱ dρέδȣρε̱, κ̇ε̱ dρόθνε̱ ϐέτε̱χ̇εν'
ε τύρε πε̱ρ μbε̱ρετε̱ρῖν' ε κ̇ιέjεϐετ.
Αύ κ̇ε̱ μȣ́ντ τα κȣπε̱τόν̇ε̱ κε̱τέ̱,
λ̇ετα κȣπε̱τόν̇ε̱.

13 Ατε̱χ̇έρε ι ȣπρȣ̃ν' ατῖ τσά τσ̈ȣ́να
τε̱ ϐέγ̇ε̱λ̇ε̱, κ̇ε̱ τε̱ ϐέ̱ρε̱ dȣ́αρτε̱ πε̱ρμbί
ατά, ε τ' ι bεκόν̇ε̱: εδέ νdσέ̱νε̱σιτ'
14 ι κ̇ε̱ρτȣ́ανε̱. Πό Jισȣ̃ϊ θά, Λ̇ίνι
τσ̈ȣ́νατ' ε ϐέγ̇ε̱λ̇ε̱, εδέ μος ι νdάλ̇νι
τε̱ ϐίν̇ε̱νε̱ τεκ ȣ́νε̱: σεπσέ πε̱ρ τε̱
τίλ̇ε̱ έ̱σ̈τε̱ μbε̱ρετε̱ρῖ' ε κ̇ιέjεϐετ.
15 Εδέ σι ϐȣ̃ρι dȣ́αρτε̱ μbι ατά, ίκȣ
ανdε̱̃j.

16 Εδέ jά τεκ ι έρδι πε̱ράνε̱ ν̇ε̱
ν̇ερῖ, ε ι θά, Με̱σόν̇ε̱ς ι μίρε̱, τσ̈ τε̱
μίρε̱ τε̱ bέ̱ν̇ κ̇ε̱ τε̱ κέμ jέτε̱ τε̱ πασόσȣρε̱;
17 Εδέ αύ ι θά, Τσ̈' με̱ θȣ́α
ι μίρε̱; Ασνdονέ̱ σ' έ̱σ̈τ' ι μίρε̱ ϐέτσ̈
ν̇έ̱, Πε̱ρε̱νdία. Πό νdε̱ dό τε̱ χ̇ῦν̇τσ̈
18 νdε̱ jέτε̱τ, ρȣ́αj ποροσίτε̱. Ι θότ'
ατῖ, Τσίλ̇ατε̱; Εδέ Jισȣ̃ϊ ι θά, κε̱τό,
Μος ϐράτσ̈: Μος κȣρϐε̱ρόν̇τσ̈: Μος

19 κλέψῃς· Μὴ ψευδομαρτυρήσῃς· Τίμα
τὸν πατέρα σου καὶ τὴν μητέρα· καὶ
Θέλεις ἀγαπᾷ τὸν πλησίον σου ὡς
20 σεαυτόν. Λέγει πρὸς αὐτὸν ὁ νεανίσκος,
Πάντα ταῦτα ἐφύλαξα ἐκ νεότητός
21 μου, τί μοὶ λείπει ἔτι; Εἶπε
πρὸς αὐτὸν ὁ Ἰησοῦς, Ἐὰν θέλῃς νὰ
ἦσαι τέλειος, ὕπαγε, πώλησον τὰ ὑπάρχοντά
σου, καὶ δὸς εἰς πτωχούς·
καὶ θέλεις ἔχει θησαυρὸν ἐν οὐρανῷ·
22 καὶ ἐλθὲ ἀκολούθει μοι. Ἀκούσας δὲ ὁ
νεανίσκος τὸν λόγον, ἀνεχώρησε λυπούμενος·
διότι εἶχε κτήματα πολλά.

23 Καὶ ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς μαθητὰς
αὐτοῦ, Ἀληθῶς σᾶς λέγω, ὅτι
δυσκόλως θέλει εἰσέλθει πλούσιος εἰς
24 τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ πάλιν
σᾶς λέγω, Εὐκολώτερον εἶναι νὰ
περάσῃ κάμηλος διὰ τρυπήματος βελόνης,
παρὰ πλούσιος νὰ εἰσέλθῃ εἰς
25 τὴν βασιλείαν τοῦ Θεοῦ. Ἀκούσαντες
δὲ οἱ μαθηταὶ αὐτοῦ, ἐξεπλήττοντο
σφόδρα, λέγοντες, Τίς λοιπὸν δύναται
26 νὰ σωθῇ; Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπε
πρὸς αὐτοὺς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατον
εἶναι, παρὰ τῷ Θεῷ ὅμως τὰ
πάντα εἶναι δυνατά.

27 Τότε ἀποκριθεὶς ὁ Πέτρος, εἶπε πρὸς
αὐτὸν, Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα
καὶ σοὶ ἠκολουθήσαμεν· τί λοιπὸν θέ-
28 λει εἶσθαι εἰς ἡμᾶς; Ὁ δὲ Ἰησοῦς
εἶπε πρὸς αὐτοὺς, Ἀληθῶς σᾶς λέγω,
ὅτι σεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ
παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ
ἀνθρώπου ἐπὶ τοῦ θρόνου τῆς δόξης
αὐτοῦ, θέλετε καθίσει καὶ σεῖς ἐπὶ
δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα
29 φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὅστις ἀφῆκεν
οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς,
ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ

ϐιέθτσ̈: Μος ἀπτσ̈ μαρτιρῖ τε̰ ρ̇έμε:
19 Νdερό τε̰τ-άτ' ε τε̰τ-έ̰με̰: εδέ
Τε̰ dȣ́ατσ̈ τ'άφε̰ρμινε̰ τέ̰ντ ποσί
20 ϐέτε̰χ̇ενε̰ τέ̰νdε. Dιαλ̓όσ̈ι ι θότ' ατῖ,
Τε̰ γ̇ίθα κε̰τό ι κάμ ρȣ́αϊτȣρε̰ κ̇ε̰
μbε̰ τε̰ ρῖτ τίμ, πό τσ̈' με̰ μbέτετε̰
21 με̰̃; Jισȣ̃ϊ ι θά ατῖ, Νdε̰ dό τε̰ bέ̰νετσ̈'
ι σόσȣρε̰, σ̈κό ε σ̈ίτ γ̇ε̰̃νε̰
τέ̰νdε, εδέ έπȣα τε̰ ϐοbέκ̇ϐετ: εδέ
dοτε̰ κέ̃σ̈ θεσᾶρ νdε̰ κ̇ιέλ: εδέ έ̰jα,
22 ε νγ̇ίτ-μȣ πας. Πό dιαλ̓όσ̈ι κȣρ dε̰γ̇ο̃ϊ
κε̰τέ̰ φιάλ̓ε̰, ίκȣ ι χ̇ελμȣ́αρε̰:
σεπσέ κίσ̈τε σȣμε̰ γ̇έ̰.

23 Εδέ Jισȣ̃ϊ ȣ θά νdσέ̰νσε̰ϐετ τῖ,
Με τε̰ ϐε̰ρτέτε̰ πο ȣ θέμ jȣ́ϐε, σε
ν̇ερίȣ ι πάσȣρε̰ μεζί dοτε̰ χ̇ῦν̇ε̰ νdε̰
24 μbε̰ρετε̰ρῖτ τε̰ κ̇ιέjεϐετ. Εδέ πε̰ρσε̰ρῖ
πο ȣ θέμ jȣ́ϐε, σε Μέ̰ κολάϊ έ̰σ̈τε̰
τε̰ σ̈κόν̇ε̰ καμίλεjα νdε̰περ ϐρίμε̰τ τε̰
γ̇ε̰λ̓πέ̰ρε̰σε̰,σε τε̰ χ̇ῦν̇ε̰ ι πάσȣρι νdε̰
25 μbε̰ρετε̰ρῖτ τε̰ Περε̰νdίσε̰.Εδέ̰ νdσέ̰νε̰σιτ'
ε τῖ κȣρ dε̰γ̇ȣ́ανε̰, τμερόνεσ̈ινε̰
φ̣όρτ, ε θόσ̈ινε̰, Βάλε̰ τσίλ̓ι μȣ́ντ τε̰
26 σ̈πε̰τόν̇ε̰; Πό Jισȣ̃ϊ σ̈τύρι σῦτε̰ μb'ατά
ε ȣ θά ατύρε, Τε ν̇έρε̰ζιτε̰ κε̰jό έ̰σ̈τε̰
πȣ́νε̰ κ̇ε̰ σ' μȣ́ντ τε̰ bε̰νετε̰, πό τε
Περε̰νdία τε̰ γ̇ίθα μȣ́ντ τε̰ bέ̰νενε̰.

27 Ατε̰χ̇έρε ȣπε̰ργ̇έκ̇ Πιέτρι ε ι θά
ατῖ, Jά νε̃ τε λ̓ᾶμ τε̰ γ̇ίθα, εδέ
έρθμε̰ πράπα τέjε: ϐάλε̰ τσ̈' dοτε̰
28 jέτε̰ μbε̰ νε̃; Εδέ Jισȣ̃ϊ ȣ θά ατύρε,
Με τε̰ ϐε̰ρτέτε̰ πο ȣ θέμ jȣ́ϐε, σε
jȣ́ κ̇ε̰ με̰ έρθτε̰ πας, νdε̰ κριjέσε̰τ
τε̰ ρε̃, κȣρ τε̰ ρ̇ίjε̰ ι Βῖρ' ι ν̇ερίȣτ
μbι θρόν τε̰ λ̓αϐdίσε̰ τῖ, dοτε̰ ρ̇ίνι
εδέ jȣ́ μbε̰ dυ-μbε̰-δίετε̰ θρόνε,
τȣκε γ̇υκȣ́αρε̰ τε̰ dυ-μbε̰-δίετε̰ φάρατ'
29 ε Ισραΐλ̓ιτ. Εδέ κȣσ̈dό κ̇ε̰ λ̓ά
σ̈τε̰πῖ, α ϐε̰λέ̰ζε̰ρε̰, α μότε̰ρα, α άτε̰,
α έ̰με̰, α γρȣ́α, α bίj, α άρα, πε̰ρ

τέκνα, ἢ ἀγροὺς, ἕνεκεν τοῦ ὀνόμοτός
μου, ἑκατονταπλάσια θέλει λάβει,
καὶ ζωὴν αἰώνιον θέλει κληρονομήσει.
30 Πολλοὶ ὅμως πρῶτοι θέλουσιν εἶσθαι
ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.

1 ΚΕΦ. κ'. Διότι ἡ βασιλεία τῶν οὐρανῶν
εἶναι ὁμοία μὲ ἄνθρωπον οἰκοδεσπότην,
ὅστις ἐξῆλθεν ἅμα τῷ πρωῒ
διὰ νὰ μισθώσῃ ἐργάτας διὰ τὸν ἀμπελῶνα
2 αὐτοῦ· ἀφοῦ δὲ συνεφώνησε
μετὰ τῶν ἐργατῶν πρὸς ἓν δηνάριον
τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν
3 ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ
τὴν τρίτην ὥραν, εἶδεν ἄλλους ἱσταμένους
4 ἐν τῇ ἀγορᾷ ἀργούς. Καὶ πρὸς
ἐκείνους εἶπεν, Ὑπάγετε καὶ σεῖς εἰς
τὸν ἀμπελῶνα, καὶ ὅ,τι εἶναι δίκαιον
θέλω σᾶς δώσει. Καὶ ἐκεῖνοι ὑπῆγον.
5 Πάλιν ἐξελθὼν περὶ τὴν ἕκτην καὶ
6 ἐννάτην ὥραν ἔκαμεν ὡσαύτως. Περὶ
δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν, εὗρεν
ἄλλους ἱσταμένους ἀργοὺς, καὶ λέγει
πρὸς αὐτοὺς, Διὰ τί ἵστασθε ἐδῶ ὅλην
7 τὴν ἡμέραν ἀργοί; Λέγουσι πρὸς αὐτὸν,
Διότι οὐδεὶς ἐμίσθωσεν ἡμᾶς.
Λέγει πρὸς αὐτοὺς, Ὑπάγετε καὶ ὑμεῖς
εἰς τὸν ἀμπελῶνα, καὶ ὅ,τι εἶναι δίκαιον,
8 θέλετε λάβει. Ἀφοῦ δὲ ἔγεινεν
ἑσπέρα, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος
πρὸς τὸν ἐπίτροπον αὐτοῦ, Κάλεσον
τοὺς ἐργάτας, καὶ ἀπόδος εἰς αὐτοὺς
τὸν μισθὸν, ἀρχίσας ἀπὸ τῶν
9 ἐσχάτων ἕως τῶν πρώτων. Καὶ ἐλθόντες
οἱ περὶ τὴν ἑνδεκάτην ὥραν
μισθωθέντες, ἔλαβον ἀνὰ ἓν δηνάριον.
10 Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι
θέλουσι λάβει πλειότερα· ἔλαβον ὅμως
11 καὶ αὐτοὶ ἀνὰ ἓν δηνάριον. Καὶ λαβόντες,
ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου,
12 λέγοντες, Ὅτι οὗτοι οἱ ἔσχατοι
μίαν ὥραν ἔκαμον, καὶ ἔκαμες
αὐτοὺς ἴσους μὲ ἡμᾶς, οἵτινες ἐβαστάσαμεν
τὸ βάρος τῆς ἡμέρας καὶ

πȣνε̱ τ' έμε̱ριτ τίμ, dοτε̱ μάρ̇ε̱ ν̇έ̱
κ̇ίντ πε̱ρ ν̇ε̱, εδέ dοτε̱ τρασ̈ε̱γόν̇ε̱
30 jετε̱ τε̱ πα-σόσȣρε̱. Πό σ̈ȣμε̱ τε̱
πάρε̱ dοτε̱ jένε̱ τε̱ πράπσε̱μ, εδέ
τε̱ πράπσε̱μ τε̱ πάρε̱.

1 Κρε̃ϊ 20. Σεπσέ μbε̱ρετερί̃ ε κ̇ιέjεϐετ
γ̇ᾶν με ν̇ε̱ ν̇ερί̃ ζοτ σ̈τε̱πίε, ι
τσίλι dόλι σ̈πέϊτ με νάτε̱ τε̱ παjτόν̇ε̱
2 πȣνε̱τόρε̱ πε̱ρ ϐέ̱σ̈τιν' ε τί: εδέ
σι παjτο̃ϊ πȣνε̱τόρε̱τε̱ νγα ν̇έ̱ dινᾶρ
νdε̱ dίτε̱τ, ι dε̱ργο̃ϊ νdε̱ ϐέ̱σ̈τε̱ τε̱
3 τί. Παστάϊ dόλι μbε̱ τρί̃ όρε̱, πᾶ
τε̱ τιέρε̱ τȣκε νdέν̇ȣρε̱ πα-πȣνε̱ νdε̱
4 τρέκτ. Ȣ θότ' εδέ ατύρε, Σ̈κόνι εδέ
jȣ νdε̱ ϐέ̱σ̈τε̱, εδέ dοτ' ȣ άπ εδέ
jȣϐε τσ̈' τε̱ jέτε̱ ε ȣ́δε̱σε̱. Εδέ ατά
5 ϐάνε̱. Πε̱ρσε̱ρί̃ dόλι μbε̱ γ̇άσ̈τ' εδέ
μbε̱ νέ̱ντ' όρε̱, εδέ bέ̱ρι πο κε̱σ̈τȣ.
6 Εδέ σι dόλι μbε̱ ν̇ε̱-μbε̱-δίετ' όρε̱,
γ̇έτι τε̱ τιέρε̱ τȣ́κε νdέν̇ȣρε̱ πα-πȣνε̱,
ȣ θότ' εδέ ατύρε, Πε̱ρσέ ρ̇ίνι κε̱τȣ́
7 γ̇ίθε̱ dίτε̱νε̱ πα-πȣνε̱; Ι θόν' ατί,
Σεπσέ ασνdον̇έ̱ σ' να παjτο̃ϊ. Ȣ θότ'
ατύρε, Σ̈κόνι εδέ jȣ νdε̱ ϐέ̱σ̈τε̱, εδέ
dοτε̱ μέρ̇νι τσ̈' τε̱ jετε̱ ε ȣ́δε̱σε̱.
8 Εδέ σι ȣνγρύς, ι ζότι ϐέ̱σ̈τιτ ι θότε̱
κȣjdεστᾶριτ τί, Θίρ̇ε̱ πȣνε̱τόρε̱τε̱, εδέ
λ̃άϊ-ȣ πάγε̱νε̱ ατύρε, τȣκε ζέ̱νε̱
νγα τε̱ πράπσε̱μιτε̱ γ̇ερ μbε̱ τε̱
9 πάρε̱τ. Εδέ έρθνε̱ ατά κ̇ε̱ ίσ̈ινε̱
παjτȣ́αρε̱ μbε̱ ν̇ε̱-μbε̱-δίετ' όρε̱, εδέ
10 μȣ́αρνε̱ νγα ν̇έ̱ dινᾶρ. Εδέ κȣρ
έρθνε̱ τε̱ πάρε̱τε̱, κȣjτȣ́ανε̱ σε dοτε̱
μάρ̇ε̱νε̱ με̱ σ̈ȣμε̱: πό εδέ ατά μȣ́αρνε̱
11 νγα ν̇έ̱ dινᾶρ. Εδέ σι μȣ́αρνε̱,
κ̇jάχ̣εσ̈ινε̱ μbε̱ τε̱ ζόν' ε σ̈τε̱πίσε̱,
12 τȣκε θέ̱νε, Σε κε̱τά τε̱ πράπσε̱μιτε̱
bέ̱νε̱ ν̇ε̱ όρε, εδέ ι bέ̱ρε̱ σιν̇ε̱ν̇έ̱ με
νε̃ κ̇ε̱ μbάjτε̱μ τε̱ ρέ̱νdε̱ν' ε dίτε̱σ̈'

13 τὸν καύσωνα. Ὁ δὲ ἀποκριθεὶς, εἶπε
πρὸς ἕνα ἐξ αὐτῶν, Φίλε, δὲν σὲ ἀδικῶ·
δὲν συνεφώνησας ἓν δηνάριον
14 μετ' ἐμοῦ; λάβε τὸ σὸν, καὶ ὕπαγε·
θέλω δὲ νὰ δώσω εἰς τοῦτον τὸν ἔσχατον,
15 ὡς καὶ εἰς σέ. Ἢ δὲν ἔχω
τὴν ἐξουσίαν νὰ κάμω ὅ,τι θέλω εἰς
τὰ ἐμά; ἢ ὁ ὀφθαλμός σου εἶναι πονηρὸς,
16 διότι ἐγὼ εἶμαι ἀγαθός; Οὕτω
θέλουσιν εἶσθαι οἱ ἔσχατοι πρῶτοι,
καὶ οἱ πρῶτοι ἔσχατοι· διότι πολλοὶ
εἶναι οἱ κεκλημένοι, ὀλίγοι δὲ οἱ ἐκλεκτοί.

17 Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα,
παρέλαβε τοὺς δώδεκα μαθητὰς
κατ' ἰδίαν ἐν τῇ ὁδῷ, καὶ εἶπε
18 πρὸς αὐτοὺς, Ἰδοὺ, ἀναβαίνομεν εἰς
Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου
θέλει παραδοθῇ εἰς τοὺς ἀρχιερεῖς καὶ
γραμματεῖς, καὶ θέλουσι καταδικάσει
19 αὐτὸν εἰς θάνατον· καὶ θέλουσι παραδώσει
αὐτὸν εἰς τὰ ἔθνη διὰ νὰ ἐμπαίξωσι
καὶ μαστιγώσωσι καὶ σταυρώσωσι·
καὶ τῇ τρίτῃ ἡμέρᾳ θέλει ἀναστηθῇ.

20 Τότε προσῆλθε πρὸς αὐτὸν ἡ μήτηρ
τῶν υἱῶν τοῦ Ζεβεδαίου μετὰ τῶν
υἱῶν αὐτῆς, προσκυνοῦσα, καὶ ζητοῦσά
21 τι παρ' αὐτοῦ· Ὁ δὲ εἶπε πρὸς
αὐτὴν, Τί θέλεις; Λέγει πρὸς αὐτὸν,
Εἰπὲ νὰ καθίσωσιν οὗτοι οἱ δύο υἱοί
μου, εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ
22 ἀριστερῶν, ἐν τῇ βασιλείᾳ σου. Ἀποκριθεὶς
δὲ ὁ Ἰησοῦς, εἶπε, Δὲν ἐξεύρετε
τί ζητεῖτε· δύνασθε νὰ πίητε τὸ ποτήριον,
τὸ ὁποῖον ἐγὼ μέλλω νὰ πίω,
καὶ νὰ βαπτισθῆτε τὸ βάπτισμα, τὸ
ὁποῖον ἐγὼ βαπτίζομαι; Λέγουσι πρὸς
23 αὐτὸν, Δυνάμεθα. Καὶ λέγει πρὸς αὐτοὺς,
Τὸ μὲν ποτήριόν μου θέλετε πίει,
καὶ τὸ βάπτισμα, τὸ ὁποῖον ἐγὼ βαπτίζομαι,
θέλετε βαπτισθῇ· τὸ νὰ κα-

13 εδέ ϐάπε̱νε̱. Πό αύ ȣπε̱ργ̇έκ̇ ε ι θά
ν̇έ̱ριτ νγα ατά, Μίκ, νȣκε̱ τε̱ bέ̱ν̇
κέκ̇: α νȣκε̱ bέ̱ρε φιάλ̃ε̱ με μȣα ν̇έ̱
14 dινᾶρ; μέρ̇ τέ̱νdινε̱, εδέ ίκ: ε̱δέ
κε̱τῖ τε̱ πράπσε̱μιτ dοτ' ι άπ σι
15 εδέ τῦϊ. Από σ' μȣντ ȣνε̱ τε̱ bέ̱ν̇
τσ̈' τε̱ dȣα νdε̱ πȣνε̱τ τίμε; από
σῦρι ύτ έ̱σ̈τ' ι λ̃ίκ, σεπσέ ȣνε̱ jάμ
16 ι μίρε̱; Κε̱σ̈τȣ dοτε̱ jένε̱ τε̱ πράπσε̱μιτε̱
τε̱ πάρε̱, εδέ τε̱ πάρε̱τε̱ τε̱
πράπσε̱μ: σεπσέ σ̈ȣμε̱ ϐέτε̱ jάνε̱ τε̱
θίρ̇ȣρε̱, πό τε̱ πάκε̱ τε̱ σγ̇έδȣρε̱.
17 Εδέ Jισȣῖ τȣκε χ̇ίπȣρε̱ νdε̱ Jερȣσα̃λ̃ίμ,
μόρι με ϐέτε̱χ̇ε τε̱ dυμbε-δίετε̱
νdσέ̱νε̱σιτε̱ μbε̱-ν̂'-άνε̱
18 μb' ȣδε̱, εδέ ȣ θά ατύρε. Jά τε πο
χ̇ίπε̱jμε̱ νdε̱ Jερȣσαλ̃ίμ, εδέ ι Bῖρ̇' ι
ν̇ερίȣτ dοτ' έπετε̱ νdε̱ dȣαρ τε̱
κρυε-πρίφτε̱ρετ εδέ σ̈κρόν̇ε̱σετ, εδέ
19 dοτα dε̱νόν̇ε̱νε̱ πε̱ρ ϐdέκε̱jε: εδέ
dοτα άπε̱ν νdε̱ dȣαρ τε̱ κόμbεϐετ
κ̇ε̱ τα πε̱ρκ̇έσ̈ε̱ν' ε τα ρ̇άχ̇ε̱ν' ε τα
κρυκ̇ε̱ζόν̇ε̱νε̱: εδέ τε̱ τρέτε̱νε̱ dίτε̱
dοτε̱ νγ̇άλετε̱.
20 Ατε̱χ̇έρε ι έρδι πε̱ράνε̱ ε έ̱μ' ε
τε̱ bίjϐετ Ζεϐεδέȣτ bάσ̈κε̱ με τε̱
bίjτ, τȣκε λ̃ȣτσȣρε̱, ε τȣκε λ̃ύπȣρε̱
21 ν̇έ̱ γ̇έ̱ νγα αύ. Εδέ αύ ι θά
ασᾶϊ, Τσ̈' dό; Αjό ι θότ' ατῖ, Θȣαj
τε̱ ρ̇ίνε̱ κε̱τά τε̱ dύ bίjτ' ε μῖ ν̇έ̱ρι
μbε̱ τε̱ dιάθτε̱νε̱ τέ̱νdε, ε ν̇έ̱ρι μbε̱
τε̱ μέ̱νγ̇ε̱ρε̱νε̱ νdε̱ μbε̱ρετε̱ρῖτ τέ̱νdε.
22 Πο Jισȣῖ ȣπε̱ργ̇έκ̇ ε θά, Νȣκε̱ dίνι
σε τσ̈' λ̃ύπνι: μȣντ τε̱ πίνι κȣπε̱νε̱,
κ̇ε̱ dοτε̱ πῖ ȣνε̱, εδέ τε̱ παγε̱ζόνενι
με παγε̱ζίμνε̱ κ̇ε̱ dοτε̱ παγε̱ζόνεμ
23 ȣνε̱; ατά ι θόν' ατῖ, Μȣντμε̱. Εδέ αῦ
ȣ θότ' ατύρε, Κȣπε̱νε̱ τίμε dότα πίνι,
εδέ με παγε̱ζίμνε̱ κ̇ε παγε̱ζόνεμ
ȣνε̱, dοτε̱ παγε̱ζόνενι: πό τε̱ ρ̇ίνι

θίσητε ὅμως ἐκ δεξιῶν μου καὶ ἐξ ἀρι-
στερῶν μου, δὲν εἶναι ἐμοῦ νὰ δώσω,
εἰμὴ εἰς ὅσους εἶναι ἡτοιμασμένον ὑπὸ
τοῦ Πατρός μου.
24 Καὶ ἀκούσαντες οἱ δέκα, ἠγανάκτη-
25 σαν περὶ τῶν δύο ἀδελφῶν. Ὁ δὲ Ἰη-
σοῦς προσκαλέσας αὐτοὺς εἶπεν, Ἐ-
ξεύρετε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν
κατακυριεύουσιν αὐτά, καὶ οἱ μεγάλοι
26 κατεξουσιάζουσιν αὐτά· οὕτως ὅμως
δὲν θέλει εἶσθαι ἐν ὑμῖν· ἀλλ' ὅστις
θέλῃ νὰ γείνῃ μέγας ἐν ὑμῖν, ἂς ἦναι
27 ὑπηρέτης ὑμῶν· καὶ ὅστις θέλῃ νὰ
ἦναι πρῶτος ἐν ὑμῖν, ἂς ἦναι δοῦλος
28 ὑμῶν· καθὼς ὁ Υἱὸς τοῦ ἀνθρώπου δὲν
ἦλθε διὰ νὰ ὑπηρετηθῇ, ἀλλὰ διὰ νὰ
ὑπηρετήσῃ, καὶ νὰ δώσῃ τὴν ζωὴν
αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

29 Καὶ ἐνῷ ἐξήρχοντο ἀπὸ τῆς Ἱερι-
χῶ, ἠκολούθησεν αὐτὸν ὄχλος πολύς.
30 Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ
τὴν ὁδόν, ἀκούσαντες ὅτι ὁ Ἰησοῦς
διαβαίνει, ἔκραξαν, λέγοντες, Ἐλέησον
31 ἡμᾶς, Κύριε, υἱὲ τοῦ Δαβίδ. Ὁ δὲ
ὄχλος ἐπέπληξεν αὐτοὺς διὰ νὰ σιω-
πήσωσιν· ἀλλ' ἐκεῖνοι ἔκραζον δυνα-
τώτερα, λέγοντες, Ἐλέησον ἡμᾶς, Κύ-
32 ριε, υἱὲ τοῦ Δαβίδ. Καὶ σταθεὶς ὁ Ἰη-
σοῦς, ἔκραξεν αὐτούς, καὶ εἶπε, Τί
33 θέλετε νὰ σᾶς κάμω; Λέγουσι πρὸς
αὐτόν, Κύριε, νὰ ἀνοιχθῶσιν οἱ ὀφθαλ-
34 μοὶ ἡμῶν. Καὶ ὁ Ἰησοῦς σπλαγχνι-
σθείς, ἤγγισε τοὺς ὀφθαλμοὺς αὐτῶν·
καὶ εὐθὺς ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλ-
μοί, καὶ ἠκολούθησαν αὐτόν.

Κεφ. κα΄. κβ΄.

1 ΚΑΙ ὅτε ἐπλησίασαν εἰς Ἱεροσόλυ-
μα, καὶ ἦλθον εἰς Βηθφαγῆ πρὸς τὸ
ὄρος τῶν ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέ-
στειλε δύο μαθητάς, λέγων πρὸς αὐ-

μbε̱ τε̱ *d*ιάθτε̱νε̱ τίμε εδέ μbε̱ τε̱
μέ̱νγ̇ε̱ρε̱νε̱ τίμε, νȣϰ᾽έ̱σ̈τε̱ ν*d*ε̱ *d*όρε̱
τίμε τα άπ, πό *dοτ* ȣ *έπετ᾽* ατύρε
ϰ̇ε̱ ȣ έ̱σ̈τε̱ bέ̱ρε̱ γατῖ νγα ιμ-άτε̱.
24 Εδέ τε̱ δίετε̱τε̱ ϰȣρ *d*ε̱γ̇ȣ́ανε̱,
ȣζε̱με̱ρȣ́ανε̱ πε̱ρ ατά τε̱ *d*ύ ϐε̱λέζ̈ε̱-
25 ριτ. Πό Jισȣ̃ϊ ι θίρι ατά ε θά, Ε
*d*ίνι σε τε̱ πάρε̱τ᾽ ε ϰόμbεϐετ ϰάνε̱
πȣσ̈τέτ μbι ατά, εδέ τε̱ με̱δέν̇τε̱ ι
26 ȣρδε̱ρόν̇ε̱ν᾽ ατά: πό ϰε̱σ̈τȣ́ νȣϰε̱ *d*οτε̱
*j*έτε̱ ν*d*ε̱ρ *j*ȣ́: πό ϰȣσ̈ τε̱ *d*ό*j*ε̱ τε̱
bέ̱νετ᾽ ι μάθ ν*d*ε̱ρ *j*ȣ, λ̔ετε̱ *j*έτε̱
27 σ̈ε̱ρbε̱τόρι *j*ȣ́αϊ: εδέ ϰȣσ̈ τε̱ *d*ό*j*ε̱ τε̱
*j*έτ᾽ ι πάρε̱ ν*d*ε̱ρ *j*ȣ, λ̔ετε̱ *j*έτε̱
28 σ̈ε̱ρbε̱τόρι *j*ȣ́αϊ: σιϰȣν*d*ρε̱ ι Bῖρ᾽ ι
ν̇ερίȣτ νȣϰ᾽ έρδι ϰ̇ε̱ τε̱ σ̈ε̱ρbένετε̱,
πό τε̱ σ̈ε̱ρbέν̇ε̱, εδέ τ᾽άπε̱ *j*έτε̱ν᾽ ε
τῖ σ̈πε̱ρbλ̔ίμ πε̱ρ σ̈ȣ́με̱ ϐέτε̱.
29 Εδέ ατά τε πο *d*ίλ̔νινε̱ νγα Jε-
ριχ̇ό*j*α, ι ϐάνε̱ πας ατῖ σ̈ȣ́με̱
30 γ̇έ̱ν*d*ε̱*j*ε. Εδέ *j*ά *d*ύ τε̱ ϐέρbε̱ρε̱
ν*d*έν̇ȣρε̱ μb᾽ ȣ́δε̱, ϰȣρ *d*ε̱γ̇ȣ́ανε̱ σε πο
σ̈ϰόντε Jισȣ̃ϊ, bε̱ρτίτνε̱, τȣϰε̱ θέ̱νε̱,
Πε̱ρ*d*ε̱λέ-να, ο Ζότ, bῖρ᾽ ι Δαϐίδιτ.
31 Εδέ γ̇έ̱ν*d*ε̱*j*α ι ϰ̇ε̱ρτόῒ ατά, τε̱ πȣ-
σ̈όν̇ε̱νε̱: πό ατά bε̱ρτίσνινε̱ με̱ φόρτ,
τȣϰε θέ̱νε̱, Πε̱ρ*d*ε̱λέ-να, ο Ζότ, bῖρ᾽
32 ι Δαϐίδιτ. Εδέ Jισȣ̃ϊ ϰ̇ε̱ν*d*ρόῒ ε ι
θίρι ατά, εδέ θά, Τσ̈᾽ *d*όνι τ᾽ ȣ bε̱ν̇
33 *j*ȣ́ϐε̱; Ι θόνε̱, Ζότ, τε̱ να χ̇άπενε̱
34 σῦτε̱. Εδέ Jισȣ̃ϊτ σι ι ȣδέ̱μπ, πρέϰȣ
σῦτ᾽ ε ατύρε: εδέ πε̱ρν̇ε̱χ̇έρε̱ ȣ
χ̇άπνε̱ σῦτ᾽ ε ατύρε, ε ι ϐάνε̱ πας
ατῖ.

Κρε̱ῒ 21—22.

1 Εδέ ϰȣρ ȣαφε̱ρȣ́ανε̱ ν*d*ε̱ Jερȣσαλ̔ίμ,
εδέ έρθνε̱ ν*d*ε̱ Βιθφαγ̇ῖ ν*d*ά*j* μάλ̔ιτ
ȣλίν̇ϐετ, ατε̱χ̇έρε Jισȣ̃ϊ *d*ε̱ργόῒ *d*ύ

2 τούς, Ὑπάγετε εἰς τὴν κώμην τὴν
ἀπέναντι ὑμῶν· καὶ εὐθὺς θέλετε εὑρεῖ
ὄνον δεδεμένην, καὶ πωλάριον μετ' αὐτῆς·
3 λύσατε, καὶ φέρετέ μοι. Καὶ ἐὰν
τις σᾶς εἴπῃ τι, θέλετε εἰπεῖ, ὅτι ὁ
Κύριος ἔχει χρείαν αὐτῶν· καὶ εὐθὺς
θέλει ἀποστείλει αὐτά.

4 Τοῦτο δὲ ὅλον ἔγεινε, διὰ νὰ πληρωθῇ
τὸ ῥηθὲν διὰ τοῦ προφήτου, λέγοντος,
5 Εἴπατε πρὸς τὴν θυγατέρα
Σιών, Ἰδού, ὁ βασιλεύς σου ἔρχεται
πρὸς σὲ πραΰς, καὶ καθήμενος ἐπὶ ὄνου,
καὶ πώλου υἱοῦ ὑποζυγίου.

6 Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες
καθὼς προσέταξεν αὐτοὺς ὁ Ἰησοῦς,
7 ἔφεραν τὴν ὄνον καὶ τὸ πωλάριον,
καὶ ἔβαλον ἐπάνω αὐτῶν τὰ ἱμάτια
αὐτῶν, καὶ ἐπεκάθισαν αὐτὸν ἐπάνω
8 αὐτῶν. Ὁ δὲ περισσότερος ὄχλος
ἔστρωσαν τὰ ἱμάτια ἑαυτῶν εἰς τὴν
ὁδόν· ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ
τῶν δένδρων, καὶ ἔστρωνον εἰς τὴν ὁδόν.
9 Οἱ δὲ ὄχλοι οἱ προπορευόμενοι
καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λέγοντες,
Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος
ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·

10 Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Καὶ ὅτε εἰσῆλθον
εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα
11 ἡ πόλις, λέγουσα, Τίς εἶναι οὗτος;
Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτος εἶναι
Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ
τῆς Γαλιλαίας.

12 Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν
τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς
πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ,
καὶ τὰς τραπέζας τῶν ἀργυραμοιβῶν
ἀνέτρεψε, καὶ τὰ καθίσματα τῶν πωλούντων
13 τὰς περιστεράς· καὶ λέγει
πρὸς αὐτούς, Εἶναι γεγραμμένον, Ὁ
οἶκός μου, οἶκος προσευχῆς θέλει ὀνο-

2 νdσε̱νε̱ς, τȣκε ȣ θε̱νε̱ ατύρε, Σ̈κόνι
μb' ατέ̱ φσ̈άτ κ̇ε̱ έ̱σ̈τε̱ πε̱ρκȣνdρȣελ
jȣϐε: εδέ πε̱ρν̇ε̱χ̇έρε̱ dοτε̱ γ̇ένι ν̇έ̱
γομάρε λ̓ίδȣρε̱, εδέ ν̇ε̱ πȣλ̓ίσ̈τ bάσ̈κε̱
3 με ατέ̱: σγ̇ίδινι, ε μ' ι bίνι. Ε̱δέ
νdε̱ ȣ θέ̱ντε̱ γ̇έ̱ jȣϐε νdον̇έ̱ ν̇ερΐ, ι
θόνι, σε Ζότι κᾶ νεϐόjε̱ πε̱ρ ατέ̱:
εδὲ πε̱ρνε̱χ̇έρε̱ dοτ' ι dε̱ργόν̇ε̱ ατά.
4 Εδέ γ̇ίθε̱ κε̱jό ȣbέ̱, κ̇ε̱ τε̱ μbȣσ̈ετε̱
τσ̈' έ̱σ̈τε̱ θέ̱νε̱ νγα προφίτι, κ̇ε̱
5 θότε̱, Θόνι σε̱ bίjε̱σε̱ Σιόνε̱σε̱, Jά
μbε̱ρέτι ύτ τε πο τε̱ ϐιέν ι bȣ́τε̱,
εδέ χ̇ίπȣρε̱ μbι γομάρε, εδέ μbι
πȣλ̓ίσ̈τ bΐρ σ̈τέ̱σε.
6 Εδέ νdσέ̱νε̱σιτε̱ σι ϐάνε̱, εδέ
bέ̱νε̱ σικȣ́νdρε̱ ι ȣρδε̱ρόῖ ατά Jισȣῖ,
7 πρȣ́νε̱ γομάρεν' εδέ πȣλ̓ίσ̈τινε̱, εδέ
ϐȣ͂νε̱ μbι ατά ῥόbετ' ε τύρε, εδέ ε
8 χ̇ίπνε̱ ατέ̱ σίπε̱ρ ατύρε. Ε̱δέ μέ̱ ε
σ̈ȣμ' ε γ̇έ̱νdε̱jεσε̱ σ̈τρȣ́ανε̱ ῥόbετ' ε
τύρε μb' ȣ́δε̱: εδέ τε̱ τιέρε̱ κε̱πȣ́τνινε̱
dέγα dρȣ͂σ̈, ε ι σ̈τρόνινε̱ μb'
9 ȣ́δε̱. Εδέ γ̇έ̱νdε̱jα κ̇ε̱ σ̈κόνινε̱ πε̱ρπάρα
εδέ ατά κ̇ε̱ ι ϐίνινε̱ πράπα,
bε̱ρτίσνινε̱, τȣκε θέ̱νε̱, Χ̇οσαννά μbε̱
τε̱ bΐριν' ε Δαϐίδιτ: ι bεκȣ́αρ' έ̱σ̈τ'
αΰ κ̇ε̱ ϐιέν μb' έμε̱ριτ Ζότιτ: Χ̇οσαννά
10 μbε̱ τε̱ λ̓άρτατε̱. Εδέ αΰ
κȣρ χ̇ΰρι νdε̱ Jερȣσαλ̓ίμ, ȣτȣ́ντ
γ̇ίθε̱ κ̇υτέτι, τȣκε θέ̱νε̱, Τσίλ̓ι
11 έ̱σ̈τε̱ κύϊ; Εδέ γ̇έ̱νdε̱jα θόσ̈ινε̱, Κύϊ
έ̱σ̈τε̱ Jισȣῖ προφίτι, κ̇ε̱ έ̱σ̈τε̱ νγα
Ναζ̓αρέτι ι Γαλ̓ιλ̓έσε̱.
12 Εδέ Jισȣῖ χ̇ΰρι νdε̱ χ̇ιερόρετ τε̱
Περε̱νdίσε̱, εδέ νdσόρι jάσ̈τε̱ γ̇ίθ'
ατά κ̇ε̱ σ̈ίσνιν' ε bλ̓ίνινε̱ νdε̱ χ̇ιερόρετ'
εδέ πε̱ρμbύσι τρȣϐέζατ' ε
τρȣϐεζ̓άρε̱ϐετ, εδέ φρόνετ' ε ατύρε
13 κ̇ε̱ σ̈ίσνινε̱ πε̱λȣ́μbατε̱: εδέ ȣ θότ'
ατύρε, Ἔ̱σ̈τε̱ σ̈κρȣ́αρε̱, Σ̈τε̱πία ίμε

μάζεσθαι· ὑμεῖς δὲ ἐκάματε αὐτὸν
σπήλαιον λῃστῶν.
14 Καὶ προσῆλθον πρὸς αὐτὸν τυφλοὶ
καὶ χωλοὶ ἐν τῷ ἱερῷ· καὶ ἐθεράπευσεν
15 αὐτούς. Ἰδόντες δὲ οἱ ἀρχιερεῖς
καὶ οἱ γραμματεῖς τὰ θαυμάσια τὰ
ὁποῖα ἔκαμε, καὶ τοὺς παῖδας κράζοντας
ἐν τῷ ἱερῷ καὶ λέγοντας, Ὡσαννὰ
τῷ υἱῷ Δαβίδ, ἠγανάκτησαν,
16 καὶ εἶπον πρὸς αὐτὸν, Ἀκούεις τί
λέγουσιν οὗτοι; Ὁ δὲ Ἰησοῦς λέγει
πρὸς αὐτοὺς, Ναί· ποτὲ δὲν ἀνεγνώσατε,
Ὅτι ἐκ στόματος νηπίων καὶ
θηλαζόντων ἡτοίμασας αἶνεσιν;

17 Καὶ ἀφήσας αὐτοὺς, ἐξῆλθεν ἔξω
τῆς πόλεως εἰς Βηθανίαν, καὶ διενυκτέρευσεν
ἐκεῖ.
18 Ὅτε δὲ τὸ πρωῒ ἐπέστρεφεν εἰς τὴν
19 πόλιν, ἐπείνασε· καὶ ἰδὼν μίαν συκῆν
ἐπὶ τῆς ὁδοῦ, ἦλθε πρὸς αὐτὴν, καὶ
οὐδὲν εὗρεν ἐπ' αὐτὴν, εἰμὴ φύλλα
μόνον· καὶ λέγει πρὸς αὐτὴν, Νὰ μὴ
γείνῃ πλέον ἀπὸ σοῦ καρπὸς εἰς τὸν
αἰῶνα. Καὶ παρευθὺς ἐξηράνθη ἡ συκῆ.

20 Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν,
λέγοντες, Πῶς παρευθὺς ἐξηράνθη ἡ
21 συκῆ! Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε
πρὸς αὐτοὺς, Ἀληθῶς σᾶς λέγω, ἐὰν
ἔχητε πίστιν, καὶ δὲν διστάσητε, οὐχὶ
μόνον τὸ τῆς συκῆς θέλετε κάμει,
ἀλλὰ καὶ εἰς τὸ ὄρος τοῦτο ἂν εἴπητε,
Σηκώθητι καὶ ῥίφθητι εἰς τὴν θάλασσαν,
22 θέλει γείνει. Καὶ πάντα ὅσα
ἂν ζητήσητε ἐν τῇ προσευχῇ, ἔχοντες
πίστιν, θέλετε λάβει.

23 Καὶ ὅτε ἦλθεν εἰς τὸ ἱερὸν, προσῆλθον
πρὸς αὐτὸν, ἐνῷ ἐδίδασκεν, οἱ
ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ,
λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ πράττεις

dοτε̰ κ̇j8χ̇ετε̰ σ̈τε̰πῖ λ̇8́τε̰jε: εδέ j8
ε bε̰τ' ατέ̰, σ̈πέλε̰ ϐιέδε̰σισ̈.
14 Εδέ ι έρθνε̰ πε̰ράνε̰ τε̰ ϐέρb8ρ' ε
τε̰ τσ̈άλ̇ε̰ νdε̰ χ̇ιερόρετ: εδέ ι σ̈ε̰ρο̃ϊ
15 ατά. Πό κρυε-πρίφτε̰ριτ' εδέ σ̈κρόν̇ε̰σιτε̰
κ8ρ πάνε̰ τσ̈8dίρατε̰ κ̇ε̰ bέ̰ρι,
εδέ τσ̈8́νατε̰ τ8κε bε̰ρτίτ8ρε̰ νdε̰ χ̇ιερόρετ,
ε τ8κε θέ̰νε̰, Χ̇οσαννά μbε̰
τε̰ bῖριν' ε Δαϐίδιτ, 8ζ̇ε̰με̰ρ8́ανε̰,
16 εδέ ι θάν' ατῖ, Dε̰γ̇όν σε τσ̈' θόνε̰
κε̰τά; Εδέ Jισ8̃ϊ 8 θότ' ατύρε, Πό:
κ8ρ̇ε̰ σ' κένι κε̰νd8́αρε̰, Σε νγα γόj'
ε φόσ̈ν̇εϐετ εδέ νγα γόj' ε ατύρε κ̇ε̰
πίνε̰ σίσε̰ bέ̰ρε γατῖ λ̇αϐdίμ;
17 Εδέ σι ι λ̇ά ατά, dόλι jάσ̈τε̰ κ̇υτέτιτ
νdε̰ Βιθανί, εδέ σ̈κο̃ϊ νάτε̰ν'
ατιέ.
18 Εδέ νdε̰ με̰νγ̇ές κ8ρ 8κε̰θύε νdε̰
19 κ̇υτέτ, ι έρδι 8ρῖ: εδέ κ8ρ πᾶ ν̇ε̰
dρ8̃ φίκ8 μb' 8́δε̰, έρδι μb' ατέ̰, πό
ν8κε̰ γ̇έτι γ̇ε̰̃ μb' ατέ̰, ϐέτσ̈ φλετε̰
ϐέτε̰με̰: εδέ ι θότε̰, Μος 8bέ̰φτε̰ με̰̃
πέμε̰ πρέϊ τέjε πε̰ρ γ̇ίθε̰ jέτε̰νε̰.
Εδέ dρ8̃j' ε φίκ8τ πε̰ρν̇ε̰χ̇έρε̰ 8θᾶ.
20 Εδέ νdσέ̰νε̰σιτε̰ κ8ρ πάνε̰, 8τσ̈8dίτνε̰,
ε θάνε̰, Κ̇ύσ̈ 8θᾶ dρ8̃j' ε φίκ8τ
21 πε̰ρν̇ε̰χ̇έρε̰! Εδέ Jισ8̃ϊ 8πε̰ργ̇έκ̇ ε 8
θά ατύρε, Με τε̰ ϐε̰ρτέτε̰ πο 8 θέμ
j8ϐε, νdε̰ πάτσ̈ι bέσε̰, εδέ τε̰ μος
jένι με dῦ με̰νdε̰jε, jό ϐέτε̰με̰ κε̰τέ̰
τε̰ dρ8̃σε̰ φίκ8τ κένι πε̰ρ τε̰ bέ̰ρε̰,
πό εδέ κε̰τῖ μάλ̇ι νdε̰ ι θέ̰ντσ̈ι,
Νγρέ8 εδέ bιέρε̰ νdε̰ dε̄τ, dοτε̰ bέ̰νετε̰.
22 Εδέ γ̇ίθε̰ σᾶ τε̰ λ̇ύπνι νdε̰
λ̇8́τε̰jετ, τ8κε πάσ8ρε̰ bέσε̰, dοτ' ι
μέρ̇νι,
23 Εδέ κ8ρ έρδι νdε̰ χ̇ιερόρετ, ι
έρθνε̰ πε̰ράν' ατῖ, ατιέ κ8 με̰σόντε,
κρυε-πρίφτε̰ριτ, εδέ πλ̇έκ̇τ' ε λα8́ζιτ,
ε θόσ̈ινε̰, Με τσ̈' φάρε̰ π8σ̈τέτι

ταῦτα; καὶ τίς σοὶ ἔδωκε τὴν ἐξουσίαν
24 ταύτην; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς
εἶπε πρὸς αὐτούς, Θέλω σᾶς ἐρωτήσει
καὶ ἐγὼ ἕνα λόγον, τὸν ὁποῖον ἐὰν
μοὶ εἴπητε, καὶ ἐγὼ θέλω σᾶς εἰπεῖ
25 ἐν ποίᾳ ἐξουσίᾳ πράττω ταῦτα. Τὸ
βάπτισμα τοῦ Ἰωάννου πόθεν ἦτο; ἐξ
οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Καὶ ἐκεῖνοι
διελογίζοντο καθ' ἑαυτούς, λέγοντες,
Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, θέλει εἰπεῖ
πρὸς ἡμᾶς, Διὰ τί λοιπὸν δὲν ἐπιστεύσατε
26 εἰς αὐτόν; Ἐὰν δὲ εἴπωμεν,
Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον·
διότι πάντες ἔχουσι τὸν Ἰωάννην ὡς
27 προφήτην. Καὶ ἀποκριθέντες πρὸς τὸν
Ἰησοῦν, εἶπον, Δὲν ἐξεύρομεν. Εἶπε
πρὸς αὐτοὺς καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω
πρὸς ὑμᾶς ἐν ποίᾳ ἐξουσίᾳ πράττω
ταῦτα.

28 Ἀλλὰ τί σᾶς φαίνεται; Ἄνθρωπός
τις εἶχε δύο υἱούς· καὶ ἐλθὼν πρὸς
τὸν πρῶτον, εἶπε, Τέκνον, ὕπαγε σήμερον
ἐργάζου ἐν τῷ ἀμπελῶνί μου.
29 Ὁ δὲ ἀποκριθεὶς εἶπε, Δὲν θέλω· ὕστερον
30 ὅμως μετανοήσας, ὑπῆγε. Καὶ
ἐλθὼν πρὸς τὸν δεύτερον, εἶπεν ὡσαύτως·
Καὶ ἐκεῖνος ἀποκριθεὶς εἶπεν,
Ἐγὼ ὑπάγω κύριε· καὶ δὲν ὑπῆγε.
31 Τίς ἐκ τῶν δύο ἔκαμε τὸ θέλημα τοῦ
πατρός; Λέγουσι πρὸς αὐτόν, Ὁ πρῶτος.
Λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, Ἀληθῶς
σᾶς λέγω, ὅτι οἱ τελῶναι καὶ
αἱ πόρναι ὑπάγουσι πρότεροι ὑμῶν εἰς
32 τὴν βασιλείαν τοῦ Θεοῦ. Διότι ἦλθε
πρὸς ὑμᾶς ὁ Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης,
καὶ δὲν ἐπιστεύσατε εἰς αὐτόν·
οἱ τελῶναι ὅμως καὶ αἱ πόρναι ἐπίστευσαν
εἰς αὐτόν· σεῖς δὲ ἰδόντες,
δὲν μετεμελήθητε ὕστερον, ὥστε νὰ
πιστεύσητε εἰς αὐτόν.

33 Ἄλλην παραβολὴν ἀκούσατε· Ἦτο
ἄνθρωπός τις οἰκοδεσπότης, ὅστις ἐφύτευσεν
ἀμπελῶνα, καὶ περιέβαλε εἰς
αὐτὸν φραγμόν, καὶ ἔσκαψεν ἐν αὐτῷ

bέ̱ν κε̱τό; εδέ κȣ́σ̈ τα κᾶ δέ̱νε̱ κε̱τέ̱
24 πȣσ̈τέτ; Εδέ Jισȣ̃ϊ ȣπε̱ργ̇έκ̇ ε ȣ θά
ατύρε, Dοτ' ȣ πύες εδέ ȣ́νε̱ jȣ́ϐε
ν̇ε̱ φιάλ̇ε̱, κ̇ε̱ νdε̱ μα θέ̱ντσ̈ι, εδέ ȣ́νε̱
dοτ' ȣ θέμ jȣ́ϐε με τσ̈' φάρε̱ πȣσ̈τέτι
25 bέ̱ν̇ κε̱τό. Παγε̱ζίμ' ι Jοάννιτ
νγα ίσ̈τε; νγα κ̇ιέλι, α νγα ν̇έρε̱ζιτε̱;
Εδέ ατά μενdόνεσ̈ινε̱ με ϐέτε̱χ̇εν'
ε τύρε, τȣκε θέ̱νε̱, Νdε̱ θέ̱ντσ̈ιμ,
Νγα κ̇ιέλι, dοτε̱ να θότε̱, Πε̱ρσέ
26 νȣκ' ι μbεσȣ́ατε̱ πρᾶ; Εδέ νdε̱ θέντσ̈ιμ,
Νγα ν̇έρε̱ζιτε̱, κέμι φρίκε̱ γ̇έ̱νdε̱jενε̱:
σεπσέ τε̱ γ̇ίθε̱ ε κάνε̱ Jοάννινε̱ πε̱ρ
27 προφίτ. Εδέ ι ȣπε̱ργ̇έκ̇νε̱ Jισȣ̃ϊτ ε
θάνε̱, Νȣκ' ε dίμε̱. Εδέ αύ ȣ θά
ατύρε, Ας ȣ́νε̱ σ' ȣ θέμ jȣ́ϐε με
τσ̈' φάρε̱ πȣσ̈τέτι bέ̱ν̇ κε̱τό.

28 Εδέ κ̇ύσ̈ ȣ dȣ́κετε̱ jȣ́ϐε; Ν̇ε̱ ν̇ερῖ
κίσ̈τε dύ bίj: εδέ έρδι τεκ ι πάρι
ε ι θά, Βίρ, σ̈κό σότ ε πȣνό νdε̱
29 ϐέ̱σ̈τε̱ τίμ. Εδέ αύ ȣπε̱ργ̇έκ̇ ε θά,
Νȣκε̱ dȣ́α: πό παστάj ȣπενdȣ́α, εδέ
30 ϐάτε. Εδέ έρδι τεκ ι dύτι, ε ι θά
πο ασ̈τȣ́: εδέ αύ ȣπε̱ργ̇έκ̇ ε θά,
Ȣ̃νε̱ ϐέτε, ζότ: εδέ νȣκε̱ ϐάτε.
31 Τσίλ̇ι νγα κε̱τά τε̱ dύ bέ̱ρι dασ̈ȣρίμιν'
ε τ' έτ; Ι θόνε̱, Ι πάρι. Jισȣ̃ϊ
ȣ θότ' ατύρε, Με τε̱ ϐε̱ρτέτε̱
πο ȣ θέμ jȣϐε, σε κȣμερκ̇άρε̱τ' εδέ
κȣ́ρϐατε̱ ϐένε̱ με̱ πε̱ρπάρα σε jȣ
32 νdε̱ μbε̱ρετε̱ρῖτ τε̱ Περε̱νdίσε̱. Σεπσέ
Jοάννι έρδι τε jȣ νdε̱ ȣ́δε̱ dρεϊτε̱ρίε,
εδέ νȣκ' ι μbεσȣ́ατε̱: πό κȣμερκ̇άρε̱τ'
ε κȣ́ρϐατ' ι μbεσȣ́ανε̱: εδέ
jȣ́ σι πᾶτε̱, νȣκ' ȣπενdȣ́ατε̱ παστάj,
κ̇ε̱ τ' ι μbεσόνι.

33 Dε̱γ̇όνι ν̇ε̱ τιάτε̱ρε̱ παραϐολ̇ῖ: Ν̇ε̱
ν̇ερῖ ίσ̈τε ζότ σ̈τε̱πίε, ι τσίλ̇ι μbόλι
ν̇ε̱ ϐέ̱σ̈τε̱, εδέ ε θȣ̃ρι με γάρθ, εδέ
ρε̱μȣ̃ϊ μb' ατέ̱ ν̇ε̱ τίρε̱, εδέ νdε̱ρτȣ̃ϊ

ληνὸν, καὶ ᾠκοδόμησε πύργον· καὶ
ἐμίσθωσεν αὐτὸν εἰς γεωργοὺς, καὶ ἀπεδήμησεν.
34 Ὅτε δὲ ἐπλησίασεν ὁ καιρὸς
τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους
αὐτοῦ πρὸς τοὺς γεωργοὺς, διὰ
35 νὰ λάβωσι τοὺς καρποὺς αὐτοῦ. Καὶ
πιάσαντες οἱ γεωργοὶ τοὺς δούλους
αὐτοῦ, ἄλλον μὲν ἔδειραν, ἄλλον δὲ
ἐφόνευσαν, ἄλλον δὲ ἐλιθοβόλησαν.
36 Πάλιν ἀπέστειλεν ἄλλους δούλους
πλειοτέρους τῶν πρώτων· καὶ ἔκαμον
37 εἰς αὐτοὺς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε
πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ,
λέγων, Θέλουσιν ἐντραπῆ τὸν υἱόν μου.
38 Ἀλλ' οἱ γεωργοὶ ἰδόντες τὸν υἱὸν,
εἶπον πρὸς ἀλλήλους, Οὗτος εἶναι ὁ
κληρονόμος· ἔλθετε, ἂς φονεύσωμεν
αὐτὸν, καὶ ἂς κατακρατήσωμεν τὴν
39 κληρονομίαν αὐτοῦ. Καὶ πιάσαντες αὐτὸν,
ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ
40 ἐφόνευσαν. Ὅταν λοιπὸν ἔλθῃ ὁ κύριος
τοῦ ἀμπελῶνος, τί θέλει κάμει
εἰς τοὺς γεωργοὺς ἐκείνους;

41 Λέγουσι πρὸς αὐτὸν, Κακοὺς κακῶς
θέλει ἀπολέσει αὐτούς· καὶ τὸν ἀμπελῶνα
θέλει μισθώσει εἰς ἄλλους γεωργοὺς,
οἵτινες θέλουσιν ἀποδώσει εἰς
αὐτὸν τοὺς καρποὺς ἐν τοῖς καιροῖς
αὐτῶν.

42 Λέγει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, Ποτὲ
δὲν ἀνεγνώσατε ἐν ταῖς γραφαῖς, Ὁ
λίθος, τὸν ὁποῖον ἀπεδοκίμασαν οἱ
οἰκοδομοῦντες οὗτος ἔγεινε κεφαλὴ
γωνίας· παρὰ Κυρίου ἔγεινεν αὕτη καὶ
εἶναι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
43 Διὰ τοῦτο λέγω πρὸς ὑμᾶς, ὅτι θέλει
ἀφαιρεθῆ ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ
Θεοῦ, καὶ θέλει δοθῆ εἰς ἔθνος κάμνον
44 τοὺς καρποὺς αὐτῆς. Καὶ ὅστις πέσῃ
ἐπὶ τὸν λίθον τοῦτον, θέλει συντριφθῆ·
εἰς ὅντινα δὲ ἐπιπέσῃ, θέλει κατασυντρίψει
αὐτόν.

45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ
Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ, ἐνόη-

ν̇έ̰ πίρκ: εδέ ε δά ατέ̰ νdε̰ρ bȣ́jκ̇,
34 εδέ ίκȣ νdε̰ δε̃ τε̰ χ̇ȣ́αjε̰. Εδέ κȣ̇ρ
ȣαφε̰ρȣ́α κόχ̇' ε πέμε̰ϐετ, dε̰ργο̃ϊ
σ̈ε̰ρbε̰τόρε̰τ' ε τῖ τε bȣ́jκ̇ιτε̰, κ̇ε̰ τε̰
35 μάρ̇ε̰νε̰ πέμε̰τ' ε ατῖ. Εδέ bȣ́jκ̇ιτε̰
ζ̔ȣνε̰ σ̈ε̰ρbε̰τόρε̰τ' ε ατῖ, ε ν̇έ̰ριν' ε
ρ̇άχ̇νε̰, ε τιέτριν' ε ϐράνε̰, ε τιέτρινε̰
36 ε ϐράνε̰ με γȣ̃ρε̰. Πε̰ρσε̰ρῖ
dε̰ργο̃ϊ τε̰ τιέρε̰ σ̈ε̰ρbε̰τόρε̰, με̰̃ τέπερε̰
σε τε̰ πάρε̰τε̰: πό ασ̈τȣ ȣα
37 bέ̰νε̰ εδέ ατύρε. Εδέ παστάj dε̰ργο̃ϊ
τε̰ bῖρ̇ε̰ τεκ ατά, τȣκε θέ̰νε̰, σε Τιμbῖριτ
38 dοτ' ι κένε̰ τȣρπ. Πό bȣ́jκ̇ιτε̰
κȣρ πάνε̰ τε̰ bίρινε̰, θάνε̰ ν̇έ̰ρι τιάτριτ,
Κύϊ έ̰σ̈τε̰ τρασ̈ε̰γιμτᾶρι: έ̰jανι τα
ϐράσε̰με̰, εδέ τε̰ μbάjε̰με̰ τρασ̈ε̰γίμιν'
39 ε ατῖ. Εδέ σι ε ζȣ̃νε̰, ε νdσȣ́αρνε̰
jάσ̈τε̰ ϐέ̰σ̈τιτ, εδέ ε ϐράνε̰.
40 Κȣρ τε̰ ϐίν̇ε̰ πρᾶ ι ζ̔ότι ϐέ̰σ̈τιτ,
τσ̈' dοτ' ȣ bέ̰ν̇ε̰ ατύρε bȣ́jκ̇ϐε;

41 Ι θόνε̰, Κέκ̇ ε με̰̃ κέκ̇ dοτ' ι
πρίσ̈ν̇ε̰: εδέ ϐέ̰σ̈τινε̰ dοτ' ȣα άπε̰ τε̰
τιέρε̰ϐε bȣ́jκ̇ϐε, τε̰ τσίλ̇ε̰τε̰ dοτ' ι
άπε̰νε̰ πέμε̰τε̰ νdε̰ κόχ̇ε̰ τ' ατύρε.

42 Jισȣ̃ῖ ȣ θότ' ατύρε, Κȣ́ρ̇ε̰ σ' κένι
κε̰νdȣ́αρε̰ νdε̰ σ̈κρόν̇ατ, Ατέ̰ γȣ̃ρ
κ̇ε̰ σ' ε πε̰λκ̇ύεν' ατά κ̇ε̰ νdε̰ρτόν̇ε̰νε̰,
κύϊ ȣbε̰̃ περ κρύε τσέπι: νγα Ζότι
ȣbε̰̃ κε̰jό, εδέ ἐ̰σ̈τ' ε τσ̈ȣdίτσ̈ιμε
43 νdε̰ρ σῦτ τ'άνε̰; Πε̰ρανdάῖ πό ȣ
θέμ jȣ́ϐε, σε μbε̰ρετε̰ρῖ' ε Περε̰νdίσε̰
dοτε̰ μέρ̇ετε̰ νγα jȣ́, εδέ dοτ'
έπετε̰ μbε̰ ν̇έ̰ κομπ κ̇ε̰ bέ̰ν πέμε̰τ'
44 ε ασᾶϊ. Εδέ αΰ κ̇ε̰ τε̰ bιέρε̰ μbι
κε̰τέ̰ γȣ̃ρ, dοτε̰ τσοπε̰τόνετε̰: εδέ μbι
ατέ̰ κ̇ε̰ τε̰ bιέρε̰, dοτα dε̰ρ̇μόν̇ε̰.

45 Εδέ κρυε-πρίφτε̰ριτ' εδέ Φαρισέjτε̰
κȣρ dε̰γ̇ȣ́ανε̰ παραϐολ̇ίατ' ε

46 σαν ὅτι περὶ αὐτῶν λέγει· καὶ ζη-
τοῦντες νὰ πιάσωσιν αὐτὸν, ἐφοβήθη-
σαν τοὺς ὄχλους, ἐπειδὴ εἶχον αὐτὸν
ὡς προφήτην.

1 ΚΕΦ. κβ'. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς
πάλιν εἶπε πρὸς αὐτοὺς διὰ παραβο-
λῶν, λέγων,

2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρα-
νῶν μὲ ἄνθρωπον βασιλέα, ὅστις ἔκαμε
3 γάμους εἰς τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέ-
στειλε τοὺς δούλους αὐτοῦ νὰ καλέ-
σωσι τοὺς προσκεκλημένους εἰς τοὺς
γάμους· καὶ δὲν ἤθελον νὰ ἔλθωσι.
4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέ-
γων, Εἴπατε πρὸς τοὺς προσκεκλημέ-
νους, Ἰδοὺ, τὸ γεῦμά μου ἡτοίμασα·
οἱ ταῦροί μου καὶ τὰ θρεπτὰ εἶναι
ἐσφαγμένα, καὶ πάντα εἶναι ἕτοιμα·
5 ἔλθετε εἰς τοὺς γάμους. Ἐκεῖνοι ὅμως
ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν
ἀγρὸν αὐτοῦ, ὁ δὲ εἰς τὸ ἐμπόριον
6 αὐτοῦ· οἱ δὲ λοιποὶ, πιάσαντες τοὺς
δούλους αὐτοῦ, ὕβρισαν καὶ ἐφόνευσαν.
7 Ἀκούσας δὲ ὁ βασιλεὺς ὠργίσθη· καὶ
πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώ-
λεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν
8 πόλιν αὐτῶν κατέκαυσε. Τότε λέγει
πρὸς τοὺς δούλους αὐτοῦ, Ὁ μὲν γά-
μος εἶναι ἕτοιμος, οἱ δὲ προσκεκλη-
9 μένοι δὲν ἦσαν ἄξιοι. Ὑπάγετε λοιπὸν
εἰς τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους
ἂν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.
10 Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς
τὰς ὁδοὺς, συνήγαγον πάντας ὅσους
εὗρον, κακούς τε καὶ καλούς· καὶ ἐγε-
μίσθη ὁ γάμος ἀπὸ ἀνακεκλιμένων.
11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς διὰ νὰ θεω-
ρήσῃ τοὺς ἀνακεκλιμένους, εἶδεν ἄν-
θρωπον μὴ ἐνδεδυμένον ἔνδυμα γάμου·
12 καὶ λέγει πρὸς αὐτὸν, Φίλε, πῶς εἰ-
σῆλθες ἐνταῦθα μὴ ἔχων ἔνδυμα γά-

ατῖ, ε κȣπε̱τȣ́ανε̱ σε θότε̱ πε̱ρ ατά:
46 εδέ κε̱ρκȣ́ανε̱ τα ζέ̱νε̱, πό πάτνε̱
φρίκε̱ γ̇έ̱νdε̱jενε̱, σεπσέ ε κίσ̈ινε̱ σι
προφίτ.

1 Κρε̃ϊ 22. Εδέ Jισȣ̃ϊ ȣπε̱ργ̇έκ̇
πε̱ρσε̱ρῖ ε ȣ θά ατύρε με παρα-
βολ̇ία, τȣκε θέ̱νε̱,

2 Μbε̱ρετε̱ρῖ' ε κ̇ιέ̱jεβετ γ̇ᾶȣ με ν̇έ̱
ν̇ερῖ μbε̱ρέτ, ι τσίλ̃ι bέ̱ρι dάσμε̱
3 πε̱ρ τε̱ bῖρ̇' ε τῖ: εδέ dε̱ργ̃οϊ σ̈ε̱ρbε̱τό-
ρε̱τ' ε τῖ τε̱ θε̱ρ̇έσε̱ν' ατά κ̇ε̱ κ̇ένε̱
φτȣάρε̱ νdε̱ dάσμε̱: πό νȣκε̱ dέσ̈νε̱
4 τε̱ βίν̇ε̱νε̱. Πε̱ρσε̱ρῖ dε̱ργ̃οϊ τε̱ τιέρε̱
σ̈ε̱ρbε̱τόρε̱, τȣκε θέ̱νε̱, Θόνι ατύρε
κ̇ε̱ jάνε̱ φτȣάρε̱, Jά τε bέ̱ρα γατῖ
dρέκε̱νε̱ τίμε: κ̇ε̃τ' ε μῖ εδέ bέρ̇ατ'
ε ȣσ̈κ̇ύερε̱ jάνε̱ θέρȣρε̱, εδέ τε̱ γ̇ίθα
5 jάνε̱ γατῖ: έ̱jανι νdε̱ dάσμε̱. Πό
ατά πε̱ρτȣαν' ε σ̈κȣ́ανε̱, ν̇έ̱ρι νd'
άρε̱ τε̱ τῖ, ε τιέτε̱ρι νdε̱ τρεγ̇ετῖ τε̱
6 τῖ: εδέ τε̱ τιέρε̱τε̱ ζȣ̃νε̱ σ̈ε̱ρbε̱τόρε̱τ'
7 ε ατῖ, ε ι σ̈ᾶνε̱, ε ι βράνε̱. Πό
μbε̱ρέτι κȣρ dε̱γ̇οϊ̃ ȣζε̱με̱ρȣ́α: εδέ
dε̱ργ̃οϊ ȣσ̈τε̱ρῖν' ε τῖ, εδέ πρίσ̈ι ατά
γ̇ακσόρε̱τε̱, εδέ dόγ̇ι κ̇υτέτιν' ε
8 ατύρε. Ατε̱χ̇έρε ȣ θότε̱ σ̈ε̱ρbε̱τόρε̱-
βετ τῖ, Dάσμα έ̱σ̈τε̱ γατῖ, πό ατά
κ̇ε̱ κ̇ένε̱ φτȣ́αρε̱ νȣκ' ίσ̈ινε̱ τε̱ βε̱jέ-
9 τȣρε̱. Σ̈κόνι πρᾶ νdε̱πε̱ρ τε̱ dάλ̇ȣ-
ρατ τε̱ ȣ́δε̱βετ, εδέ σᾶ τε̱ γ̇ένι, ι
10 φτόνι νdε̱ dάσμε̱. Εδέ ατά σ̈ε̱ρbε̱-
τόρε̱τε̱ dȣ́αλνε̱ νdε̱πε̱ρ ȣ́δε̱τ, ε
μbε̱λ̇όθνε̱ γ̇ίθε̱ σᾶ γ̇έτνε̱, τε̱ λίκ̇ ε
τε̱ μίρε̱: εδέ dάσμα ȣμbȣ́σ̈ με
11 ν̇έρε̱ς κ̇ε̱ ρ̇ίνε̱ νdε̱ με̱σάλε̱τ. Εδέ
μbε̱ρέτι κȣρ χ̇ῦρι τε̱ σ̈όχε̱ ατά κ̇ε̱
ρ̇ίνε̱ νdε̱ με̱σάλε̱, πᾶ ατιέ ν̇έ̱ ν̇ερῖ
κ̇ε̱ σ' κίσ̈τε βέσ̈ȣρε̱ ρ̇όbε dάσμε:
12 εδέ ι θότ' ατῖ, Μίκ, σί χ̇ύρε κε̱τȣ

13 μου; Ὁ δὲ ἀπεστομώθη. Τότε εἶπεν
ὁ βασιλεὺς πρὸς τοὺς ὑπηρέτας, Δέσαντες
αὐτοῦ πόδας καὶ χεῖρας,
σηκώσατε αὐτὸν, καὶ ῥίψατε εἰς τὸ
σκότος τὸ ἐξώτερον· ἐκεῖ θέλει εἶσθαι
ὁ κλαυθμὸς καὶ ὁ τριγμὸς τῶν ὀδόντων.
14 Διότι πολλοὶ εἶναι οἱ κεκλημένοι, ὀλίγοι
δὲ οἱ ἐκλεκτοί.

15 Τότε ὑπῆγον οἱ Φαρισαῖοι καὶ συνεβουλεύθησαν
πῶς νὰ παγιδεύσωσιν
16 αὐτὸν ἐν λόγῳ. Καὶ ἀποστέλλουσι
πρὸς αὐτὸν τοὺς μαθητὰς αὐτῶν μετὰ
τῶν Ἡρωδιανῶν, λέγοντες, Διδάσκαλε,
ἐξεύρομεν ὅτι ἀληθὴς εἶσαι, καὶ τὴν
ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις,
καὶ δὲν σὲ μέλλει περὶ οὐδενός· διότι
δὲν βλέπεις εἰς πρόσωπον ἀνθρώπου.
17 Εἰπὲ λοιπὸν πρὸς ἡμᾶς, Τί σοὶ φαίνεται;
εἶναι συγκεχωρημένον νὰ δώσωμεν
δασμὸν εἰς τὸν Καίσαρα, ἢ οὐχί;
18 Γνωρίσας δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν
αὐτῶν, εἶπε, Τί μὲ πειράζετε, ὑποκριταί;
19 Δείξατέ μοι τὸ νόμισμα τοῦ
δασμοῦ. Οἱ δὲ ἔφερον πρὸς αὐτὸν δηνάριον.
20 Καὶ λέγει πρὸς αὐτοὺς, Τίνος
εἶναι ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
Λέγουσι πρὸς αὐτὸν, Τοῦ Καίσαρος.
21 Τότε λέγει πρὸς αὐτοὺς, Ἀπόδοτε λοιπὸν
τὰ τοῦ Καίσαρος εἰς τὸν Καίσαρα,
22 καὶ τὰ τοῦ Θεοῦ εἰς τὸν Θεόν. Καὶ
ἀκούσαντες ἐθαύμασαν· καὶ ἀφήσαντες
αὐτὸν ἀνεχώρησαν.
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον
πρὸς αὐτὸν Σαδδουκαῖοι, οἱ λέγοντες
ὅτι δὲν εἶναι ἀνάστασις· καὶ ἠρώτησαν
24 αὐτὸν, λέγοντες, Διδάσκαλε, ὁ
Μωϋσῆς εἶπεν, Ἐὰν εἷς ἀποθάνῃ μὴ
ἔχων τέκνα, θέλει νυμφευθῇ ὁ ἀδελφὸς
αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ θέλει
ἀναστήσει σπέρμα εἰς τὸν ἀδελφὸν
25 αὐτοῦ. Ἦσαν δὲ παρ' ἡμῖν ἑπτὰ ἀδελφοί·
καὶ ὁ πρῶτος ἀφοῦ ἐνυμφεύθη,

πα πάσȣρε̱ ρ̇όbε̱ dάσμε: Πό αΰ
13 μbε̱τσ̈έλ̃ι γόjε̱νε̱. Ατε̱χ̇έρε μbε̱ρέτι
ȣ θά πȣνε̱τόρε̱ϐετ, Λ̇ίδενι ατέ̱ πρέϊ
κέ̱μbε̱σ̈ ε πρέϊ dȣ́αρε̱σ̈, εδέ νγρίνενι,
εδέ ε χ̇ίθνι νd' ερ̇ε̱σίρε̱τ τε̱ πε̱ρjάσ̈τε̱με:
ατιέ dοτε̱ jέτε̱ τε̱ κ̇jάρε̱τ' ε
14 τε̱ κε̱ρτσε̱λίτȣριτ' ε δέ̱μbε̱ϐετ. Σεπσέ
σ̈ȣ́με̱ ϐέτε̱ jάνε̱ τε̱ θίρ̇ȣρε̱, πό
τε̱ πάκε̱ τε̱ σγ̇έδȣρε̱.

15 Ατε̱χ̇έρε Φαρισέjτε̱ ϐᾶν' ε bέ̱νε̱
κε̱σ̈ίλε̱ σί τα ζέ̱νε̱ νdε̱ λ̃άκ με
16 φιάλ̃ε̱. Εδέ dε̱ργόν̇ε̱νε̱ τεκ αΰ
νdσέ̱νε̱σιτ' ε τύρε bάσ̈κε̱ με Ιροδιάνε̱τε̱,
τȣκε θέ̱νε̱, Με̱σόν̇ε̱ς, ε dίμε̱
σε jε̃ ι ϐε̱ρτέτε̱, εδέ με̱σόν ȣ́δε̱ν' ε
Περε̱νdίσε̱ με τε̱ ϐε̱ρτέτε̱, εδέ νȣκε̱
dό τε̱ dίσ̈ ας πε̱ρ νdον̇έ̱: σεπσέ
νȣκε̱ ϐε̱̃ ρε̃ μbε̱ φάκ̇ε ν̇έρε̱ζισ̈.
17 Θȣ́αjνα πρᾶ, Τσ̈' τε̱ dȣ́κετε̱; έ̱σ̈τ' ε
ȣ́δε̱σε̱ τ' ι άπε̱με̱ παγέσε̱ Κ̇έσαριτ,
18 από jό; Πό Jισȣ̃ϊ σι ν̇όχ̇ȣ dιαλε̱ζ̃ίν'
ε ατύρε, θά, Τσ̈' με̱ νγίσνι, ιποκρίτε̱ρε̱;
19 Dε̱φτέμε̱νι μονέδε̱ν' ε παγέσε̱σε̱. Εδέ ατά ι πρȣ́νε̱ ν̇έ̱ dινᾶρ.
20 Εδέ αΰ ȣ θότ' ατύρε, Ε κȣϊτ έσ̈τε̱
κε̱jό φυτύρε̱, εδέ κε̱jό πε̱ρμbισ̈κρόν̇ε̱;
21 Ατά ι θόνε̱, Ε Κ̇έσαριτ. Ατε̱χ̇έρε ȣ
θότ' ατύρε, Λ̇άνι πρᾶ Κ̇έσαριτ τσ̈'
jάνε̱ τε̱ Κ̇έσαριτ, εδέ Περε̱νdίσε̱
22 τσ̈' jάνε̱ τε̱ Περε̱νdίσε̱. Εδέ ατά κȣρ
dε̱γ̇ȣ́ανε̱ ȣτσ̈ȣdίτνε̱: εδέ ε λ̃ᾶν' ατέ̱,
ε ίκνε̱.

23 Νd' ατέ̱ dίτε̱ ι έρθνε̱ πε̱ράνε̱
Σαδδȣκ̇έj, τε̱ τσίλ̃ε̱τε̱ θόνε̱ σε νȣκε̱
κᾶ τε̱ νγ̇άλȣρε̱: εδέ ε πύετνε̱, τȣκε
24 θέ̱νε̱, Με̱σόν̇ε̱ς, Μοϊσίȣ θά, Νdε̱
ϐdέκτε̱ νdον̇έ̱ πα πάσȣρε̱ bίj, ι ϐε̱λᾶϊ
dοτε̱ μαρτόνετε̱ με γρȣ́αν' ε
ατί, εδέ dοτ' ι νγᾶλν̇ε̱ φάρε̱ τε̱ ϐε̱λᾶϊτ
25 τί. Εδέ ίσ̈ινε̱ νdε̱ρ νε̃ σ̈τάτε̱

ἐτελεύτησε· καὶ μὴ ἔχων τέκνον, ἀφῆκε
τὴν γυναῖκα αὐτοῦ εἰς τὸν ἀδελφὸν
26 αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος, καὶ
27 ὁ τρίτος, ἕως τῶν ἑπτά· Ὕστερον δὲ
28 πάντων ἀπέθανε καὶ ἡ γυνή. Ἐν τῇ
ἀναστάσει λοιπὸν τίνος τῶν ἑπτὰ θέλει
εἶσθαι γυνή; διότι πάντες ἔλαβον
αὐτήν.

29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς
αὐτούς, Πλανᾶσθε, μὴ γνωρίζοντες τὰς
γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.
30 Διότι ἐν τῇ ἀναστάσει οὔτε νυμφεύονται,
οὔτε νυμφεύουσιν, ἀλλ' εἶναι ὡς
31 ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ. Περὶ δὲ
τῆς ἀναστάσεως τῶν νεκρῶν, δὲν ἀνεγνώσατε
τὸ ῥηθὲν πρὸς ἐσᾶς ὑπὸ τοῦ
32 Θεοῦ, λέγοντος, Ἐγὼ εἶμαι ὁ Θεὸς
τοῦ Ἀβραάμ, καὶ ὁ Θεὸς τοῦ Ἰσαάκ,
καὶ ὁ Θεὸς τοῦ Ἰακώβ; Δὲν εἶναι ὁ
Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.

33 Καὶ ἀκούσαντες οἱ ὄχλοι, ἐξεπλήττοντο
διὰ τὴν διδαχὴν αὐτοῦ.

34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἀπεστόμωσε
τοὺς Σαδδουκαίους, συνήχθησαν
35 ὁμοῦ. Καὶ εἷς ἐξ αὐτῶν, νομικός,
ἠρώτησε πειράζων αὐτόν, καὶ
36 λέγων, Διδάσκαλε, ποία ἐντολὴ εἶναι
37 μεγάλη ἐν τῷ νόμῳ; Καὶ ὁ Ἰησοῦς
εἶπε πρὸς αὐτόν, Θέλεις ἀγαπᾷ Κύριον
τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας
σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ
38 ἐξ ὅλης τῆς διανοίας σου. Αὕτη εἶναι
39 πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ
ὁμοία αὐτῆς, Θέλεις ἀγαπᾷ τὸν πλησίον
40 σου ὡς σεαυτόν. Ἐν ταύταις
ταῖς δύο ἐντολαῖς ὅλος ὁ νόμος καὶ
οἱ προφῆται κρέμανται.

41 Καὶ ἐνῷ ἦσαν συνηγμένοι οἱ Φαρισαῖοι,
ἠρώτησεν αὐτοὺς ὁ Ἰησοῦς,

ϐε̱λέζε̱ρε̱: εδέ ι πάρι σι ȣμαρτȣ́α,
ϐdίκ̇: εδέ πασσι νȣκε̱ κίσ̈τε bῖρ, ια
26 λ̇ᾶ γρȣ́αν' ε τῖ τε̱ ϐε̱λᾶϊτ τῖ: κε̱σ̈τȣ́
εδέ ι dύτι, εδέ ι τρέτι, γ̇ερ μbε̱ τε̱
27 σ̈τάτε̱. Εδέ με̱ παστάϊ νγα τε̱ γ̇ίθε̱
28 ϐdίκ̇ εδέ γρȣ́αjα. Μbε̱ τε̱ νγ̇άλȣριτ
πρᾶ, τσίλ̇ι νγα κε̱τά τε̱ σ̈τάτε̱ dοτα
κέτε̱ γρȣ́α; σεπσέ τε̱ γ̇ίθ' ε πάτνε̱
μάρ̣ε̱ ατέ̱.

29 Εδέ Jισȣ̃ϊ ȣπε̱ργ̇έκ̇ ε ȣ θά ατύρε,
Jένι γε̱ν̇ύερε̱, πασσί σ' dίνι σ̈κρόν̇ατ'
30 ας φȣκ̇ίν' ε Περε̱νdίσε̱. Σεπσέ μbε̱
τε̱ νγ̇άλȣριτ ας μαρτόνενε̱, ας μαρτόν̇ε̱νε̱,
πό jάνε̱ ποσί έ̱νγ̇ε̱jτ' ε
31 Περε̱νdίσε̱ νdε̱ κ̇ιέλ. Εδέ πε̱ρ τε̱
νγ̇άλȣριτ' ε τε̱ ϐdέκȣρε̱ϐετ, α σ'κένι
κε̱νdȣ́αρε̱ τσ̈'ȣ έ̱σ̈τε̱ θε̱νε̱ jȣ́ϐε πρέϊ
32 Περε̱νdίσε̱, κȣρ θότε̱, ȣ́νε̱ jάμ
Περε̱νdία ι Αϐραάμιτ, εδέ Περε̱νdία
ι Ισαάκȣτ, εδέ Περε̱νdία ι Jακόϐιτ;
Περε̱νdία νȣκ' έ̱σ̈τε̱ Περε̱νdῖ
τε̱ ϐdέκȣρισ̈, πό τε̱ γ̇άλε̱σ̈.

33 Εδέ γ̇έ̱νdε̱jα κȣρ dε̱γ̇ȣ́ανε̱, τμερόνεσ̈ινε̱
πε̱ρ με̱σίμιν' ε ατῖ.

34 Πό Φαρισέ̱jτε̱ κȣρ dε̱γ̇ȣ́ανε̱ σε̱ ȣ
μbε̱τσ̈έλ̇ι γόjε̱νε̱ Σαδδȣκ̇έϐετ, ȣμbε̱λ̇έθνε̱
35 bάσ̈κε̱. Εδέ ν̇ε̱ νομτᾶρ̣ νγα
ατά ε πύετι τȣκε νγάρε̱ ατέ̱, ε τȣκε
36 θε̱νε̱, Με̱σόν̇ε̱ς, τσ̈ίλ̇α ποροσῖ έ̱σ̈τ' ε
37 μάδε νdε̱ νόμτ; Εδέ Jισȣ̃ϊ ι θά
ατῖ, Τε̱ dȣ́ατσ̈ Ζότινε̱ Περε̱νdίνε̱
τέ̱ντ με γ̇ίθε̱ ζέμε̱ρε̱νε̱ τέ̱νdε, εδέ
με γ̇ίθε̱ σ̈πίρτινε̱ τέ̱ντ, εδέ με γ̇ίθε̱
38 μέ̱νdε̱jενε̱ τέ̱νdε. Κε̱jό έ̱σ̈τε̱ ποροσῖ
39 ε πάρε̱ εδέ ε μάδε. Εδέ ε dῦτα
κ̇ε̱ έ̱σ̈τε̱ σιν̇ε̱ν̇ε̱ με ατέ̱ έ̱σ̈τε̱, Τε̱
dȣ́ατσ̈ τε̱ άφε̱ρμινε̱ τέ̱ντ ποσί ϐέτε̱χ̇ενε̱
40 τέ̱νdε. Γ̇ίθε̱ νόμι εδέ προφίτε̱ριτε̱
ϐάρενε̱ μbε̱ κε̱τό dῦ ποροσία.

41 Εδέ τεκ ίσ̈ινε̱ μbε̱λ̇έδȣρε̱ Φαρι-

42 λέγων, Τί σᾶς φαίνεται περὶ τοῦ
Χριστοῦ; τίνος υἱὸς εἶναι; λέγουσι πρὸς
43 αὐτὸν, Τοῦ Δαβίδ. Λέγει πρὸς αὐτοὺς,
Πῶς λοιπὸν ὁ Δαβὶδ διὰ Πνεύματος
44 ὀνομάζει αὐτὸν Κύριον, λέγων, Εἶπεν
ὁ Κύριος πρὸς τὸν Κύριόν μου, Κάθου
ἐκ δεξιῶν μου, ἑωσοῦ θέσω τοὺς ἐχθροὺς
σου ὑποπόδιον τῶν ποδῶν σου;
45 Ἐὰν λοιπὸν ὁ Δαβὶδ ὀνομάζῃ αὐτὸν
46 Κύριον, πῶς εἶναι υἱὸς αὐτοῦ; Καὶ οὐδεὶς
ἠδύνατο ν' ἀποκριθῇ πρὸς αὐτὸν
λόγον· οὐδ' ἐτόλμησέ τις ἀπ' ἐκείνης
τῆς ἡμέρας νὰ ἐρωτήσῃ πλέον αὐτόν.

Κεφ. κγ΄.

1 ΤΟΤΕ ὁ Ἰησοῦς ἐλάλησε πρὸς τοὺς
ὄχλους καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ,
2 λέγων, Ἐπὶ τῆς καθέδρας τοῦ Μωϋσέως
ἐκάθησαν οἱ γραμματεῖς καὶ οἱ
3 Φαρισαῖοι· πάντα λοιπὸν ὅσα ἂν εἴπωσι
πρὸς ὑμᾶς νὰ φυλάττητε, φυλάττετε
καὶ πράττετε· κατὰ δὲ τὰ ἔργα
αὐτῶν μὴ πράττετε· ἐπειδὴ λέγουσι,
4 καὶ δὲν πράττουσι. Διότι δένουσι φορτία
βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιθέτουσιν
ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων·
δὲν θέλουσιν ὅμως οὐδὲ διὰ τοῦ
δακτύλου αὐτῶν νὰ κινήσωσιν αὐτά.
5 Πράττουσι δὲ πάντα τὰ ἔργα αὐτῶν,
διὰ νὰ βλέπωνται ὑπὸ τῶν ἀνθρώπων·
καὶ πλατύνουσι τὰ φυλακτήρια αὐτῶν,
καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων
6 αὐτῶν· καὶ ἀγαπῶσι τὸν πρῶτον
τόπον ἐν τοῖς δείπνοις, καὶ τὰς
πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,
καὶ νὰ ὀνομάζωνται ὑπὸ τῶν ἀνθρώπων,
8 Ῥαββὶ, Ῥαββί. Σεῖς ὅμως μὴ
ὀνομασθῆτε Ῥαββί· διότι εἷς εἶναι ὁ
καθηγητὴς ὑμῶν, ὁ Χριστός· πάντες δὲ
9 σεῖς ἀδελφοὶ εἶσθε. Καὶ πατέρα σας
μὴ ὀνομάσητε ἐπὶ τῆς γῆς· διότι εἷς

42 σέjτε̱, Jισȣ̃ϊ ι πύετι, τȣκε θέ̱νε̱, Τσ̈' ȣ
dȣ́κετε̱ jȣϐε πε̱ρ Κρίσ̈τινε̱; ι bίρι
43 κȣϊτ έ̱σ̈τε̱; ι θόνε̱, Ι Δαϐίδιτ. Ȣ
θότ' ατύρε, Κ̇ύσ̈ πρα̃ Δαϐίδι με
44 Φρύμε̱ ε κ̇jȣ́αν Ζότ, τȣκε θέ̱νε̱, Ι
θά Ζότι Ζότιτ τ'ίμ, Ρ̇ί μbε̱ τε̱
dιάθτε̱τ τ'ίμε, γ̇ερσα̃ τε̱ ϐε̱ αρε̱μίκ̇τ'
ε τȣ̄ νdε̱νε̱κέ̱μbιε τε̱ κέ̱μbε̱ϐετ τȣ́α;
45 Νdε̱ κ̇όφτε̱ πρα̃ σε Δαϐίδι ε κ̇jȣ́αν
46 Ζότ, σί έ̱σ̈τ' ι bίρι ατῖ; Εδέ ασνdον̇έ̱
νȣκε̱ μȣ́ντ τ'ι πε̱ργ̇έγ̇εῖ νdον̇έ̱ φιάλ̈ε̱:
ας νȣκε̱ κȣdσο̃ϊ νdον̇έ̱ κ̇ε̱ μb' ατέ̱
dίτε̱ τα πύεσε̱ ατέ̱ μέ̱.

Κρεῖ 23.

1 Ατε̱χ̇έρε Jισȣ̃ϊ ι φόλ̈ι γ̇έ̱νdε̱jεσε̱
2 εδέ νdσέ̱νε̱σε̱ϐετ τῖ, τȣκε θέ̱νε̱,
Σ̈κρόν̇ε̱σιτ' εδέ Φαρισέjτε̱ νdέννε̱
3 μbί θρόντ τε̱ Μοϊσίȣτ: γ̇ίθε̱ σα̃ τ'ȣ
θόνε̱ πρα̃ jȣ́ϐε τ' ι ρȣ́ανι, ρȣ́ανι
εδέ bέ̱νι: πό πας πȣ́νε̱ραϐετ ατύρε
μος bέ̱νι: σεπσέ θόνε̱ εδέ νȣκε̱ bέ̱ν̇ε̱νε̱.
4 Σεπσέ λ̈ίθν̇ε̱νε̱ bάρε̱ τε̱ ρέ̱νdα
κ̇ε̱ νȣκε̱ μbάχ̇ενε̱, εδέ ι ϐέ̱νε̱ πε̱ρμbί
κȣρ̇ίστ τε̱ ν̇έρε̱ζε̱ϐετ: πό με γ̇ίσ̈τιν'
ε τύρε νȣκε̱ dȣ́ανε̱ τ' ι λ̈ȣ́αν̇ε̱νε̱.
5 Εδέ γ̇ίθε̱ πȣ́νε̱τ' ε τύρε ι bέ̱ν̇ε̱νε̱
κ̇ε̱ τε̱ dȣ́κενε̱ νdε̱ρ ν̇έρε̱ζιτ: εδέ σγ̇ε̱ρόν̇ε̱νε̱
ρȣ́αϊτε̱jετ' ε τύρε, εδέ
μαδόν̇ε̱νε̱ τσέπατ' ε ρ̇όbεϐετ τύρε:
6 εδέ dȣ́ανε̱ κρύετ' ε με̱σάλε̱σε̱ νdε̱πε̱ρ
dάρκατ, εδέ ϐέ̱νdετ' ε πάρα
7 νdε̱πε̱ρ σιναγογ̇ίτ, εδέ τε̱ πε̱ρσ̈ε̱νdέτȣρατε̱
νdε̱πε̱ρ τρέγ̇ετ, εδέ τε̱
κ̇jȣ́χ̇ενε̱ νγα ν̇έρε̱ζιτε̱, Ραϐϐί, Ραϐϐί.
8 Πό jȣ́ μος κ̇jȣ́χ̇ι Ραϐϐί: σεπσέ ν̇έ̱
έ̱σ̈τε̱ με̱σόν̇ε̱σι jȣ́αϊ, Κρίσ̈τι: Εδέ τε̱
9 γ̇ίθε̱ jȣ́ jένι ϐε̱λέ̱ζε̱ρε̱. Εδέ μος
κ̇jȣ́ανι νdον̇έ̱ άτε̱ πε̱ρ jȣ́ μbί δέτ: σε-

εἶναι ὁ Πατὴρ σας, ὁ ἐν τοῖς οὐρανοῖς.
10 Μηδὲ ὀνομασθῆτε καθηγηταί· διότι εἷς
11 εἶναι ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. Ὁ
δὲ μεγαλήτερος ἀπὸ σᾶς, θέλει εἶσθαι
12 ὑπηρέτης ὑμῶν. Ὅστις δὲ ὑψώσῃ ἑαυ-
τὸν, θέλει ταπεινωθῇ· καὶ ὅστις τα-
πεινώσῃ ἑαυτὸν, θέλει ὑψωθῇ.

13 Ἀλλ' οὐαὶ εἰς ἐσᾶς, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί· διότι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ἐπειδὴ σεῖς δὲν εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίνετε νὰ εἰσέλθωσιν.

14 Οὐαὶ εἰς ἐσᾶς, γραμματεῖς καὶ φαρισαῖοι, ὑποκριταί· διότι κατατρώγετε τὰς οἰκίας τῶν χηρῶν, καὶ τοῦτο ἐπὶ προφάσει ὅτι κάμνετε μακρὰς προσευχάς· διὰ τοῦτο θέλετε λάβει μεγαλητέραν καταδίκην.

15 Οὐαὶ εἰς ἐσᾶς, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί· διότι περιέρχεσθε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, διὰ νὰ κάμητε ἕνα προσήλυτον· καὶ ὅταν γείνῃ, κάμνετε αὐτὸν υἱὸν τῆς γεέννης διπλότερον ὑμῶν.

16 Οὐαὶ εἰς ἐσᾶς, ὁδηγοὶ τυφλοὶ, οἱ
λέγοντες, Ὅστις ὀμόσῃ ἐν τῷ ναῷ,
εἶναι οὐδέν· ὅστις ὅμως ὀμόσῃ ἐν τῷ
17 χρυσῷ τοῦ ναοῦ, ὑποχρεοῦται. Μωροὶ
καὶ τυφλοὶ, διότι τίς εἶναι μεγαλή-
τερος, ὁ χρυσὸς, ἢ ὁ ναὸς ὁ ἁγιάζων
18 τὸν χρυσόν; Καὶ, Ὅστις ὀμόσῃ ἐν τῷ
θυσιαστηρίῳ εἶναι οὐδέν· ὅστις ὅμως
ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ,
19 ὑποχρεοῦται. Μωροὶ καὶ τυφλοὶ, διότι τί
εἶναι μεγαλήτερον, τὸ δῶρον, ἢ τὸ θυ-
20 σιαστήριον τὸ ἁγιάζων τὸ δῶρον; Ὁ
ὀμόσας λοιπὸν ἐν τῷ θυσιαστηρίῳ ὀ-

πσέ ν̇έ̱ έ̱σ̈τ' Α͂τι jȣ́αϊ, αύ κ̇ε̱ έ̱σ̈τε̱
10 νdε̱ κ̇ιέ̱jετ. Ας μος κ̇jȣ́χ̇ι με̱σόν̇ε̱ς:
σεπσέ ν̇έ̱ έ̱σ̈τε̱ με̱σόν̇ε̱σι jȣ́αϊ, Κρί-
11 σ̈τι. Πό με̱̄ ι μάδι πρέϊ jȣ́σ̈, dοτε̱
12 jέτε̱ πȣ̈νε̱τόρι jȣ́αϊ. Εδέ κȣσ̈ τε̱
λ̇αρτε̱σόν̇ε̱ ϐέτε̱χ̇εν' ε τί, dοτ' ȣ-
ν̇γ̇ετε̱: εδέ κȣσ̈ τε̱ ȣ́ν̇γ̇ν̇ε̱ ϐέτε̱χ̇εν' ε
τί, dοτε̱ λ̇αρτε̱σόνετε̱.

13 Πό μιέρ̇ε̱τ jȣ́ Σ̈κρόν̇ε̱ς εδέ Φαρισέν̇, ιποκρίτε̱ρ̇ε̱: σεπσέ μbύλνι μbε̱ρετε̱ρῖν' ε κ̇ιέ̱jεϐετ πε̱ρπάρα ν̇έρ̇ε̱ζε̱ϐετ: σεπσέ νȣκε̱ χ̇ῦνι jȣ́, νȣκε̱ λ̇ῖνι τε̱ χ̇ύν̇ε̱ν' ας ατά κ̇ε̱ χ̇ύν̇ε̱νε̱.

14 Μιέρ̇ε̱τ jȣ́ σ̈κρόν̇ε̱ς εδέ Φαρισέν̇, ιποκρίτε̱ρ̇ε̱: σεπσέ χ̇ᾶνι σ̈τε̱πίατ' ε τε̱ ϐέ̱jαϐετ, εδέ κε̱τέ̱ ε bε̱νι με σ̈κάκ σε bέ̱νι τε̱ φάλ̇ȣρα τε̱ γ̇άτα: πε̱ρανdάϊ dοτε̱ μέρ̇νι με̱̄ τέπε̱ρ̇ε̱ μȣνdίμ.

15 Μιέρ̇ε̱τ jȣ́ σ̈κρόν̇ε̱ς εδέ Φαρισέν̇, ιποκρίτε̱ρ̇ε̱: σε κε̱ρκόνι dε͂τιν' εδέ τόκε̱νε̱, πε̱ρ τε̱ bέ̱ρ̇ε̱ ν̇ε̱̄ τε̱ κε̱θύερ̇ε̱: εδέ σί τε̱ bέ̱νετε̱, ε bέ̱νι ατέ̱ bῖρ γ̇εχ̇ένε dῦ πιέσε̱ με̱̄ τέπε̱ρ̇ε̱ σε ϐέτε̱χ̇ενε̱ τȣ́αϊ.

16 Μιέρ̇ε̱τ jȣ́ ȣδε̱-χ̇έκ̇ε̱ς τε̱ ϐέρbε̱ρ̇ε̱,
κ̇ε̱ θόνι, σε Κȣσ̈ τε̱ bέ̱ν̇ε̱ bε͂ πε̱ρ
τέμπȣλινε̱, νȣκ' έ̱σ̈τε̱ γ̇ε̱̄: πό κȣσ̈
τε̱ bέ̱ν̇ε̱ bε͂ πε̱ρ ᾶριν' ε τέμπȣλιτ, bέ̱-
17 νετε̱ dετȣ́αρ. Τε̱ μάρ̇ε̱ εδέ τε̱ ϐέρ-
bε̱ρ̇ε̱, σεπσέ τσίλ̇ι έ̱σ̈τε̱ μέ̱ ι μάθ,
ᾶρι, από τέμπȣλι κ̇ε̱ σ̈ε̱ν̇τε̱ρόν άρινε̱;
18 Εδέ κȣσ̈ τε̱ bέ̱ν̇ε̱ bε͂ πε̱ρ θερόρενε̱,
νȣκ' έ̱σ̈τε̱ γ̇ε̱̄: πό κȣσ̈ τε̱ bέ̱ν̇ε̱ bε͂
πε̱ρ δȣρε̱τίνε̱ κ̇ε̱ έ̱σ̈τε̱ μbί ατέ̱, bέ̱-
19 νετε̱ dετȣ́αρ. Τε̱ μάρ̇ε̱ εδέ τε̱ ϐέρ-
bε̱ρ̇ε̱, σεπσέ τσίλ̇α έ̱σ̈τε̱ μέ̱ ε μάδε,
δȣρε̱τία, από θερόρεjα κ̇ε̱ σ̈ε̱ν̇τε̱ρόν
20 δȣρε̱τίνε̱; Αύ πρᾶ κ̇ε̱ τε̱ bέ̱ν̇ε̱ bε͂
πε̱ρ θερόρενε̱, bέ̱γ bε͂ πε̱ρ ατέ̱, εδέ

μνύει ἐν αὐτῷ, καὶ ἐν πᾶσι τοῖς ἐπά-
21 νω αὐτοῦ. Καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ,
ὀμνύει ἐν αὐτῷ, καὶ ἐν τῷ κατοικοῦντι
22 αὐτόν. Καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ,
ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ, καὶ ἐν
τῷ καθημένῳ ἐπάνω αὐτοῦ.

23 Οὐαὶ εἰς ἐσᾶς, γραμματεῖς καὶ Φα-
ρισαῖοι, ὑποκριταί· διότι ἀποδεκατίζε-
τε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ
κύμινον· καὶ ἀφήκατε τὰ βαρύτερα
τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον
καὶ τὴν πίστιν· ταῦτα ἔπρεπε νὰ πράτ-
24 τητε, καὶ ἐκεῖνα νὰ μὴ ἀφίνητε. Ὁδη-
γοὶ τυφλοὶ, οἵτινες διϋλίζετε τὸν κώ-
νωπα, τὴν δὲ κάμηλον καταπίνετε.

25 Οὐαὶ εἰς ἐσᾶς, γραμματεῖς καὶ Φα-
ρισαῖοι, ὑποκριταί· διότι καθαρίζετε
τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πινα-
κίου, ἔσωθεν ὅμως γέμουσιν ἐξ ἁρπα-
26 γῆς καὶ ἀκρασίας. Φαρισαῖε τυφλὲ,
καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ πο-
τηρίου καὶ τοῦ πινακίου, διὰ νὰ γεί-
νῃ καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.

27 Οὐαὶ εἰς ἐσᾶς, γραμματεῖς καὶ Φα-
ρισαῖοι, ὑποκριταί· διότι παρομοιάζετε
μὲ τάφους ἀσβεστωμένους, οἵτινες ἔ-
ξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν
ὅμως γέμουσιν ὀστέων νεκρῶν, καὶ
28 πάσης ἀκαθαρσίας. Οὕτω καὶ σεῖς, ἔ-
ξωθεν μὲν φαίνεσθε εἰς τοὺς ἀνθρώπους
δίκαιοι, ἔσωθεν ὅμως εἶσθε πλήρεις
ὑποκρίσεως καὶ ἀνομίας.

29 Οὐαὶ εἰς ἐσᾶς, γραμματεῖς καὶ Φα-
ρισαῖοι, ὑποκριταί· διότι οἰκοδομεῖτε
τοὺς τάφους τῶν προφητῶν, καὶ στο-
30 λίζετε τὰ μνημεῖα τῶν δικαίων· καὶ
λέγετε, Ἐὰν ἤμεθα ἐν ταῖς ἡμέραις
τῶν πατέρων ἡμῶν, δὲν ἠθέλομεν εἶ-
σθαι συγκοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι

πε̱ρ γ̇ίθ' ατό κ̇ε̱ jάνε̱ πε̱ρμbί ατέ̱.
21 Εδέ αὔ κ̇ε̱ τε̱ bέ̱ν̇ε̱ bε̃ πε̱ρ τέμπȣ-
λινε̱, bέ̱ν bε̃ πε̱ρ ατέ̱, εδέ πε̱ρ ατέ̱
22 κ̇ε̱ ρ̇ῖ νd' ατέ̱. Εδέ αὔ κ̇ε̱ bέ̱ν bε̃
πε̱ρ κ̇ιέλτ, bέ̱ν bε̃ πε̱ρ θρόντ τε̱
Περε̱νdίσε̱, εδέ πε̱ρ ατέ̱ κ̇ε̱ ρ̇ῖ μbί
ατέ̱.
23 Μιέρε̱τ jȣ σ̈κρόν̇ε̱ς εδέ Φαρισέν̇,
ιποκρίτε̱ρε̱: σεπσέ έπνι τε̱ δίετε̱ν' ε
μένdρε̱σε̱ ε μαρᾶϊτ ε κ̇ιμινόνιτ: εδέ
κένι λ̇έ̱νε̱ με̱̃ τε̱ ρέ̱νdατ' ε νόμιτ,
γ̇ῦκ̇ιν' εδέ πε̱ρdε̱λίμιν' εδέ bέσε̱νε̱:
κε̱τό γ̇ᾶν τ' ι bέ̱νι, εδέ ατό μος
24 τ' ι λ̇ίνι. Ȣ̔δε̱-χ̇έκ̇ε̱ς τε̱ ϐέρbε̱ρε̱, κ̇ε̱
σ̈τρύθνι μισ̈κόν̇ε̱νε̱, ε̱δέ καμίλεν' ε
πε̱ρπίνι.
25 Μιέρε̱τ jȣ σ̈κρόν̇ε̱ς εδέ Φαρισέν̇,
ιποκρίτε̱ρε̱: σεπσέ κ̇ε̱ρόνι τε̱ πε̱ρjά-
σ̈τε̱μεν' ε ποτῖριτ εδέ τε̱ κȣ́πε̱σε̱,
πό πε̱ρbρέ̱νdα jάνε̱ πλ̇ότ με ρ̇ε̱-
μbύερε̱jε εδέ με τε̱ πα-μbάjτȣρε̱
26 ϐέτε̱χ̇ενε̱. Φαρισέ ι ϐέρbε̱ρε̱, κ̇ε̱ρό
με̱̃ πε̱ρπάρα τε̱ πε̱ρbρέ̱ντσ̈ιμεν' ε πο-
τῖριτ εδέ τε̱ κȣ́πε̱σε̱, κ̇ε̱ τε̱ bέ̱νετ 'ε
κ̇ε̱ρȣ́αρε̱ εδέ ε πε̱ρjάσ̈τε̱μεjα ε ατύρε.
27 Μιέρε̱τ jȣ́ σ̈κρόν̇ε̱ς εδέ Φαρισέν̇,
ιποκρίτε̱ρε̱: σεπσέ γ̇ᾶνι με ϐάρ̇ε τε̱
λ̇ύερε̱ με κε̱λ̇κ̇έρε, τε̱ τσίλ̇ε̱τε̱ πε̱ρ-
jάσ̈τα dȣ́κενε̱ τε̱ bȣ́κȣρε̱, πό πε̱ρ-
bρέ̱νdα jάνε̱ πλ̇ότ με έσ̈τε̱ρα τε̱
ϐdέκȣρισ̈, ε τσ̈' dο φάρε̱ νdυρε̱σίρε.
28 Κε̱σ̈τȣ́ εδέ jȣ́, πε̱ρjάσ̈τα dȣ́κενι τε̱
dρέϊτε̱ τε ν̇έρε̱ζιτε̱, πό πε̱ρbρέ̱νdα
jένι πλ̇ότ με ιποκρισῖ ε με πανομῖ.
29 Μιέρε̱τ jȣ́ σ̈κρόν̇ε̱ς εδέ Φαρισέν̇,
ιποκρίτε̱ρε̱: σεπσέ νdε̱ρτόνι ϐάρ̇ετ' ε
προφίτε̱ϐετ, εδέ στολ̇ίσνι μνιμόρετ'
30 ε τε̱ dρέϊτε̱ϐετ: εδέ θόνι, Νdε̱ κ̇όφτε̱
σε ίσ̈ε̱μ νε̃ νdε̱ dῖτ τε̱ άτε̱ρε̱ϐετ
τέ̱νε̱, νȣ́κε̱ dοτε̱ ίσ̈ε̱μ πιεσε̱τάρε̱ με

31 τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε εἰς
ἑαυτοὺς, ὅτι εἶσθε υἱοὶ τῶν φονευσάντων
32 τοὺς προφήτας. Ἀναπληρώσατε
καὶ σεῖς τὸ μέτρον τῶν πατέρων σας.
33 Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς θέλετε
φύγει ἀπὸ τῆς καταδίκης τῆς
γεέννης;

34 Διὰ τοῦτο, ἰδοὺ, ἐγὼ ἀποστέλλω
πρὸς ἐσᾶς προφήτας καὶ σοφοὺς καὶ
γραμματεῖς· καὶ ἐξ αὐτῶν θέλετε θανατώσει
καὶ σταυρώσει, καὶ ἐξ αὐτῶν
θέλετε μαστιγώσει ἐν ταῖς συναγωγαῖς
ὑμῶν, καὶ διώξει ἀπὸ πόλεως εἰς πόλιν·
35 διὰ νὰ ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα
δίκαιον, ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ
τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως
τοῦ αἵματος Ζαχαρίου, υἱοῦ Βαραχίου,
τὸν ὁποῖον ἐφονεύσατε μεταξὺ τοῦ
36 ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀληθῶς
σᾶς λέγω, Πάντα ταῦτα θέλουσιν ἐλθεῖ
ἐπὶ τὴν γενεὰν ταύτην.

37 Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ φονεύουσα
τοὺς προφήτας, καὶ λιθοβολοῦσα
τοὺς ἀπεσταλμένους πρὸς σὲ, ποσάκις
ἠθέλησα νὰ συνάξω τὰ τέκνα σου, καθ'
ὃν τρόπον συνάγει ἡ ὄρνις τὰ ὀρνίθια
ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ δὲν ἠθελήσατε;
38 Ἰδοὺ, ἀφίνεται εἰς ἐσᾶς ὁ
39 οἶκος ὑμῶν ἔρημος. Διότι σᾶς λέγω,
Δὲν θέλετε μὲ ἰδεῖ εἰς τὸ ἑξῆς, ἑωσοῦ
εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν
ὀνόματι Κυρίου.

31 ατά νdε̱ γ̇άκ τε̱ προφίτε̱ϐετ. Κάκ̇ε̱
σᾶ μαρτιρίσνι πε̱ρ ϐέτε̱χ̇ενε̱ τȣαϊ,
σε jένι τε̱ bίjτ' ε ατύρε κ̇ε̱ ϐράνε̱
32 προφίτε̱ριτε̱. Μbȣσ̈νι εδέ jȣ μάσε̱ν' ε
33 άτε̱ρε̱ϐετ τȣαϊ. Γ̇αρπίν̇, κε̱λ̇ύσ̈ νεπέ̱ρκασ̈,
κ̇ύσ̈ dοτ' ίκνι νγα dε̱νίμι γ̇εχ̇ένε̱σε̱;

34 Πε̱ρανdάϊ, jά ȣνε̱ τε dοτε̱ dε̱ργόν̇
τε jȣ προφίτε̱ρε̱, εδέ τε̱ dίτȣρε̱,
εδέ σ̈κρόν̇ε̱ς: εδέ τσά νγα ατά
dοτ' ι ϐρίσνι ε dοτ' ι κρυκ̇ε̱ζόνι,
εδέ τσά νγα ατά dοτ' ι
ρ̇ίχ̇νι νdε̱πε̱ρ σιναγογ̇ῖτ τȣαjα,
εδέ dοτ' ι νdίκ̇νι πρέϊ ν̇έ̱ κ̇υτέτι
35 μbε̱ τιάτρινε̱ κ̇υτέτ: κ̇ε̱ τε̱ ϐίν̇ε̱ μbε̱
jȣ τσ̈' dό γ̇άκ ι dρέϊτε̱ κ̇ε̱ έ̱σ̈τε̱
dέρδȣρε̱ μbι δε̃τ, κ̇ε̱ νγα γ̇άκȣ ι
Αϐέλ̇ιτ dρέϊτε̱, γ̇ερ μbε̱ γ̇άκτ τε̱
Ζαχ̇αρίσε̱, τε̱ bῖριτ Βαραχ̇ίȣτ, τε̱
τσίλ̇ιν' ε ϐράτε̱ νdε̱ μέστ τε̱ τέμπȣλιτ
36 εδέ τε̱ θερόρεσε̱. Με τε̱ ϐε̱ρτέτε̱
πο ȣ θέμ jȣϐε, Γ̇ίθε̱ κε̱τό dοτε̱
ϐίν̇ε̱νε̱ πε̱ρμbί κε̱τέ̱ bρές.

37 Jερȣσαλ̇ίμ, Jερȣσαλ̇ίμ, κ̇ε̱ ϐρέτ
προφίτε̱ριτε̱, εδέ ρ̇έχ̇ με γȣ̃ρ' ατά
κ̇ε̱ jάν̇ε̱ dε̱ργȣάρε̱ τε τί, σᾶ χ̇έρε̱
dέσ̈α τε̱ μbε̱λ̇έθ bίjτ' ε τȣ̃, σικȣνdρε̱
πȣλ̇α μbε̱λ̇έθ ζόκ̇τ' ε σᾶϊ
38 νdε̱νε̱ πε̱νdε̱τ, πό νȣκε̱ dέσ̈τε̱; Jά
σ̈τε̱πία jȣαϊ τε πο ȣ λ̇ίχ̇ετ' ε
39 σ̈κρέτε̱. Σεπσέ πο ȣ θέμ jȣϐε, Νȣκε̱
dοτε̱ με̱ σ̈ίχ̇νι πασκε̱τάϊ, γ̇ερσᾶ
τε̱ θόνι, Ι bεκȣαρ' ε̱σ̈τ' αύ κ̇ε̱ ϐιέν
μb' έμε̱ριτ τε̱ Ζότιτ.

Κεφ. κδ'.—κέ.

1 ΚΑΙ ἐξελθὼν ὁ Ἰησοῦς, ἀνεχώρει
ἀπὸ τοῦ ἱεροῦ· καὶ προσῆλθον οἱ μαθηταὶ
αὐτοῦ διὰ νὰ ἐπιδείξωσιν εἰς

Κρε̱ῒ 24—25.

1 Εδέ Jισȣ̃ϊ dόλι ε ίκȣ νγα χ̇ιερόρε̱jα:
εδέ νdσ̈έ̱νε̱σιτ' ε ατῖ ι έρθνε̱
πε̱ράν̇ε̱ κ̇ε̱ τε̱ ι dε̱φτέν̇ε̱νε̱ νdε̱ρτέ-

2 αὐτὸν τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ
Ἰησοῦς εἶπε πρὸς αὐτούς, Δὲν βλέπετε
πάντα ταῦτα; ἀληθῶς σᾶς λέγω,
δὲν θέλει ἀφεθῇ ἐδῶ λίθος ἐπὶ λίθον,
ὅστις δὲν θέλει κατακρημνισθῇ.

3 Καὶ ἐνῷ ἐκάθητο ἐπὶ τοῦ ὄρους τῶν
ἐλαιῶν, προσῆλθον πρὸς αὐτὸν οἱ μαθηταὶ
κατ' ἰδίαν, λέγοντες, Εἰπὲ πρὸς
ἡμᾶς, πότε θέλουσι γείνει ταῦτα; καὶ
τί τὸ σημεῖον τῆς παρουσίας σου, καὶ
τῆς συντελείας τοῦ αἰῶνος;
4 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς
αὐτούς, Βλέπετε μὴ σᾶς πλανήσῃ τις·
5 διότι πολλοὶ θέλουσιν ἔλθει ἐπὶ τῷ
ὀνόματί μου, λέγοντες, Ἐγὼ εἶμαι ὁ
Χριστός· καὶ πολλοὺς θέλουσι πλανήσει.
6 Θέλετε δὲ ἀκούσει πολέμους καὶ
φήμας πολέμων· προσέχετε, μὴ ταραχθῆτε·
ἐπειδὴ πάντα ταῦτα πρέπει νὰ
γείνωσιν· ἀλλὰ δὲν εἶναι ἔτι τὸ τέλος.
7 Διότι θέλει ἐγερθῇ ἔθνος ἐπὶ ἔθνος,
καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ θέλουσι
γείνει πεῖναι καὶ λοιμοί, καὶ

8 σεισμοὶ κατὰ τόπους. Πάντα δὲ ταῦτα
9 εἶναι ἀρχὴ ὠδίνων. Τότε θέλουσι παραδώσει
ὑμᾶς εἰς θλίψιν, καὶ θέλουσι θανατώσει
ὑμᾶς· καὶ θέλετε εἶσθαι μισούμενοι
ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά
10 μου. Καὶ τότε θέλουσι σκανδαλισθῇ
πολλοί· καὶ θέλουσι παραδώσει ἀλλήλους,
καὶ θέλουσι μισήσει ἀλλήλους.
11 Καὶ πολλοὶ ψευδοπροφῆται θέλουσιν ἐγερθῇ,
12 καὶ πλανήσει πολλούς· καὶ ἐπειδὴ
θέλει πληθυνθῇ ἡ ἀνομία, ἡ ἀγάπη
τῶν πολλῶν θέλει ψυχρανθῇ.
13 Ὁ δὲ ὑπομείνας ἕως τέλους, οὗτος θέλει
14 σωθῇ. Καὶ θέλει κηρυχθῇ τοῦτο
τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ
τῇ οἰκουμένῃ, πρὸς μαρτυρίαν εἰς πάν-

2 σατ' ε χ̇ιερόρεσε̰. Πό Jισȣ̃ϊ ȣ θά
ατύρε, Α νȣκε̰ σ̈ίχ̇νι γ̇ίθε̰ κε̰τό; Με
τε̰ ϐε̰ρτέτε̰ πο ȣ θέμ jȣ́ϐε, σε νȣκε̰
dοτε̰ μbέσε̰ κε̰τȣ γȣ̃ρ μbι γȣ̃ρ κ̇ε̰
τε̰ μος ρ̇ε̰ζόχ̇ετε̰.

3 Εδέ αύ κȣρ ίσ̈ τȣκε νdέν̇ȣρε̰ μbι
μάλ̇τ τ' Ȣλίν̇ϐετ, νdσέ̰νε̰σιτ' ι ȣαφε̰ρȣ́ανε̰
μbε̰-ν̇'-άνε̰, τȣκε θέ̰νε̰, Θȣ́αjνα,
κȣρ dοτε̰ bέ̰νενε̰ κε̰τό; εδέ
τσίλ̇α έ̰σ̈τε̰ σ̈έν̇' ε τε̰ άρδȣριτ τέ̰ντ,
εδέ σε̰ μbαρȣ́αρε̰σε̰ jέτε̰σε̰;
4 Εδέ Jισȣ̃ϊ ȣπε̰ργ̇έκ̇ ε ȣ θά ατύρε,
Σ̈ικόνι μος ȣ γε̰ν̇έν̇ε̰ jȣ́ϐε νdον̇έ̰:
5 σεπσέ σ̈ȣ́με̰ ϐέτε̰ dοτε̰ ϐίν̇ε̰νε̰ μb'έμε̰ριτ
τίμ, τȣκε θέ̰νε̰, σε Ȣ́νε̰ jάμ
Κρίσ̈τι: εδέ dοτε̰ γε̰ν̇έν̇ε̰νε̰ σ̈ȣ́με̰ ϐέτε̰.
6 Εδέ dοτε̰ dε̰γ̇όνι λ̇ȣ́φτε̰ρα ε ζέ̰ρα
λ̇ȣ́φτε̰ρασ̈: σ̈ικόνι, μος τρȣbȣλόχ̇ι:
σεπσέ τε̰ γ̇ίθα κε̰τό γ̇ᾶν τε̰ bέ̰νενε̰:
7 πό φȣ́νdι εδέ νȣκ' έ̰σ̈τε̰. Σεπσέ
dοτε̰ νγρίχ̇ετε̰ κόμπ κȣ́νdρε̰
κόμbι, εδέ μbε̰ρετε̰ρῖ κȣ́νdρε̰ μbε̰ρετε̰ρίε:
ε̰δέ dοτε̰ jένε̰ ζῖρα ε μȣρτάjα,
εδέ τε̰ρμέτε̰ρα ϐέ̰ντ μbε̰ ϐέ̰ντ.
8 Πό γ̇ίθε̰ κε̰τό jάνε̰ τε̰ νίσȣριτ' ε τε̰
9 δέ̰μbȣραϐετ. Ατε̰χ̇έρε dοτ' ȣ άπε̰νε̰
jȣ́ϐε νdε̰ρ dȣ́αρ πε̰ρ σ̈τρε̰νγίμ, εδέ
dοτ' ȣ ϐράσε̰νε̰ jȣ́ϐε: εδέ dοτ' ȣ
κένε̰ με̰ρῖ jȣ́ϐε γ̇ίθε̰ κόμbετε̰ πε̰ρ
10 έμε̰ρινε̰ τίμ. Εδέ ατε̰χ̇έρε dοτε̰ σκανδαλ̇ίσενε̰
σ̈ȣ́με̰ ϐέτε̰: εδέ dοτ' άπε̰νε̰
νdε̰ρ dȣ́αρ ν̇έ̰ρι τιάτρινε̰, εδέ dοτ' ι
11 κένε̰ με̰ρῖ ν̇έ̰ρι τιάτριτ. Εδέ σ̈ȣ́με̰
προφίτε̰ρε̰ τε̰ ρ̇έμ dοτε̰ νγρίχ̇ενε̰,
12 εδέ dοτε̰ γε̰ν̇έν̇ε̰νε̰ σ̈ȣ́με̰ ϐέτε̰: εδέ
πασσί τε̰ σ̈ȣ́μόνετε̰ πανομία, dασ̈ȣρῖ'
ε τε̰ σ̈ȣ́με̰ϐετ dοτε̰ φτόχ̇ετε̰.
13 Πό κȣ́σ̈ τε̰ dȣρόν̇ε̰ γ̇ερ
14 μbε̰ φȣ́ντ, κύϊ dοτε̰ σ̈πε̰τόν̇ε̰. Εδέ

τα τὰ ἔθνη· καὶ τότε θέλει ἔλθει τὸ
τέλος.

15 Ὅταν λοιπὸν ἴδητε τὸ βδέλυγμα
τῆς ἐρημώσεως, τὸ λαληθὲν διὰ τοῦ
προφήτου Δανιὴλ, ἱστάμενον ἐν τῷ
τόπῳ τῷ ἁγίῳ, (ὁ ἀναγινώσκων ἂς
16 ἐννοῇ·) τότε οἱ ἐν τῇ Ἰουδαίᾳ ἂς φεύγωσιν
17 εἰς τὰ ὄρη· ὅστις εὑρεθῇ ἐπὶ τοῦ
δώματος, ἂς μὴ καταβῇ διὰ νὰ λάβῃ
18 τι ἐκ τῆς οἰκίας αὐτοῦ. Καὶ ὅστις
εὑρεθῇ ἐν τῷ ἀγρῷ ἂς μὴ ἐπιστρέψῃ
ὀπίσω διὰ νὰ λάβῃ τὰ ἱμάτια αὐτοῦ.
19 Οὐαὶ δὲ εἰς τὰς ἐγκυμονούσας, καὶ
τὰς θηλαζούσας ἐν ἐκείναις ταῖς ἡμέραις.
20 Προσεύχεσθε δὲ διὰ νὰ μὴ γείνῃ
ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, μηδὲ ἐν
21 σαββάτῳ. Διότι τότε θέλει εἶσθαι
θλῖψις μεγάλη, ὁποία δὲν ἔγεινεν ἀπ'
ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ θέλει
22 γείνει· καὶ ἂν δὲν συνετέμνοντο αἱ ἡμέραι
ἐκεῖναι, δὲν ἤθελε σωθῇ οὐδεμία
σάρξ· διὰ τοὺς ἐκλεκτοὺς ὅμως θέλουσι
συντμηθῇ αἱ ἡμέραι ἐκεῖναι.

23 Τότε ἐάν τις εἴπῃ πρὸς ὑμᾶς, Ἰδοὺ,
ἐδῶ εἶναι ὁ Χριστὸς, ἢ ἐδῶ, μὴ πιστεύσητε.
24 Διότι θέλουσιν ἐγερθῇ ψευδόχριστοι
καὶ ψευδοπροφῆται, καὶ θέλουσι
δείξει σημεῖα μεγάλα καὶ τέρατα,
ὥστε νὰ πλανήσωσιν, εἰ δυνατὸν,
25 καὶ τοὺς ἐκλεκτούς. Ἰδοὺ, προεῖπα
26 πρὸς ὑμᾶς. Ἐὰν λοιπὸν εἴπωσι πρὸς
ὑμᾶς, Ἰδοὺ, ἐν τῇ ἐρήμῳ εἶναι, μὴ
ἐξέλθητε· Ἰδοὺ, ἐν τοῖς ταμείοις, μὴ
27 πιστεύσητε. Διότι, καθὼς ἡ ἀστραπὴ
ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται
ἕως δυσμῶν, οὕτω θέλει εἶσθαι καὶ ἡ
παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.

κύϊ ȣνγ̇ίλ' ι μbε̰ρετε̰ρίσε̰ dοτε̰ λ̇ετσ̈ίτετε̰
νdε̰περ γ̇ίθε̰ bότε̰νε̰, πε̰ρ μαρτιρί
μbε̰ γ̇ίθε̰ κόμbετ: εδέ ατε̰χ̇έρε
dοτε̰ ϐίν̇ε̰ φȣνdι.
15 Κȣρ τε̰ σ̈ίχνι πρᾶ τε̰ νdῦρε̰τ' ε
σ̈κρετε̰τίρε̰σε̰, κ̇ε̰ έ̰σ̈τε̰ θε̰νε̰ νγα
προφίτι Δανιΐλ̇, νdέν̇ȣρε̰ νdε̰ ϐέ̰ντ
τε̰ σ̈ε̰ν̇τε̰ρȣ́αρε̰, (αΰ κ̇ε̰ κε̰νdόν λ̇ετα
16 κȣπε̰τόν̇ε̰:) ατε̰χ̇έρε ατά κ̇ε̰ jάνε̰ νdε̰
Jȣδε̰̆τ λ̇ετε̰ ίκε̰ν̇ε̰νε̰ νdε̰πε̰ρ μάλ̇ετ·
17 κȣσ̈ τε̰ jέτε̰ μbί κȣ́λμιτ, λ̇ετε̰ μος
σbρέσε̰ τε̰ μάρ̇ε̰ γ̇ε̰̆ νγα σ̈τε̰πί' ε τί.
18 Εδέ κȣσ̈ τε̰ γ̇ε̰νdετε̰ νd' άρε̰ λ̇ετε̰ μος
κε̰θένετε̰ πράπα τε̰ μάρ̇ε̰ ρ̇όbετ' ε
19 τίjα. Εδέ μιέρ ατό κ̇ε̰ jάνε̰ με
bάρ̇ε̰, ε ατό κ̇ε̰ κάνε̰ φόσ̈ν̇ε̰ μbε̰ γ̇ί
20 νd' ατό dίτ. Εδέ φάλ̇ι, κ̇ε̰ τε̰ μος
bέ̰νετε̰ τε̰ ίκȣριτε̰ τȣαΐ νdε̰ dίμε̰ρε̰,
21 ας πε̰ρ τε̰ σ̈ε̰τȣνε̰. Σεπσέ ατε̰χ̇έρε
dοτε̰ jέτε̰ σ̈τρε̰νγίμ ι μάθ, κ̇ε̰ νȣκ'
έ̰σ̈τε̰ bέ̰ρε̰ ι ατίλε̰ κ̇ε̰ κȣρ σε έ̰σ̈τε̰
ζέ̰νε̰ φίλ bότα γ̇ερ νdασ̈τί, ας νȣκ'
22 έ̰σ̈τε̰ πε̰ρ τε̰ bέ̰ρε̰: εδέ τε̰ μος σ̈κȣρτόνεσ̈ιν'
ατό dίτ, νȣκε̰ dοτε̰ σ̈πε̰τόντε
ας νdον̇έ̰ τρȣπ: πό ατό dίτ
dοτε̰ σ̈κȣρτόνενε̰ πε̰ρ τε̰ σγ̇έδȣριτ.
23 Ατε̰χ̇έρε νdε̰ ȣ θε̰ντε̰ jȣ́ϐε νdον̇έ̰,
Jά τεκ έ̰σ̈τε̰ κε̰τȣ Κρίσ̈τι, α ατύ: μος
24 μbεσόνι. Σεπσέ dοτε̰ νγρίχ̇ενε̰ Κρίσ̈τε̰ρε̰
τε̰ ρ̇έμ, εδέ προφίτε̰ρε̰ τε̰ ρ̇έμ,
εδέ dοτε̰ bέ̰ν̇ε̰νε̰ σ̈έν̇ε τε̰ με̰δᾶ εδέ
τσ̈ȣdίρα, κάκ̇ε̰ σᾶ dοτε̰ γε̰ν̇έν̇ε̰ν'
εδέ τε̰ σγ̇έδȣριτε̰, νdε̰ μȣ́ντσ̈ινε̰.
25 Jα τεκ ȣ θάσ̈ε̰ jȣ́ϐε μέ̰ πε̰ρπάρα.
26 Νdε̰ ȣ θέ̰ντσ̈ινε̰ πρᾶ jȣ́ϐε, Jά τεκ
έ̰σ̈τε̰ νdε̰ σ̈κρετε̰τίρ̇ε̰τ μος dιλ̇νι:
27 Jά νdε̰ δόματ, μος μbεσόνι. Σεπσέ
σικȣ́νdρε̰ ϐετε̰τίμα dέλ̇ νγα λ̇ίντ
dιέλι, εδέ dȣ́κετε̰ γ̇ερ τε περε̰νdόν,
κε̰σ̈τȣ dότε̰ jέτε̰ εδέ τ' άρδȣριτ' ε

28 Διότι ὅπου εἶναι τὸ πτῶμα, ἐκεῖ θέλουσι συναχθῆ οἱ ἀετοί.

29 Εὐθὺς δὲ μετὰ τὴν θλῖψιν τῶν ἡ-
μερῶν ἐκείνων, ὁ ἥλιος θέλει σκοτισθῆ,
καὶ ἡ σελήνη δὲν θέλει δώσει τὸ φέγ-
γος αὐτῆς, καὶ οἱ ἀστέρες θέλουσι
πέσει ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνά-
μεις τῶν οὐρανῶν θέλουσι σαλευθῆ.
30 Καὶ τότε θέλει φανῆ τὸ σημεῖον τοῦ
Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· καὶ
τότε θέλουσι θρηνήσει πᾶσαι αἱ φυλαὶ
τῆς γῆς, καὶ θέλουσιν ἰδεῖ τὸν Υἱὸν
τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νε-
φελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ
31 δόξης πολλῆς. Καὶ θέλει ἀποστείλει
τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος
φωνῆς μεγάλης, καὶ θέλουσι συνάξει
τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσά-
ρων ἀνέμων, ἀπ' ἄκρων οὐρανῶν ἕως
ἄκρων αὐτῶν.

32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν πα-
ραβολήν· ὅταν ὁ κλάδος αὐτῆς γείνῃ
ἤδη ἁπαλὸς, καὶ ἐκβλαστάνῃ τὰ φύλ-
λα, γνωρίζετε ὅτι πλησιάζει τὸ θέρος.
33 Οὕτω καὶ σεῖς, ὅταν ἴδητε πάντα
ταῦτα, ἐξεύρετε ὅτι πλησίον εἶναι, ἐπὶ
34 τὰς θύρας. Ἀληθῶς σᾶς λέγω, δὲν θέλει
παρέλθει ἡ γενεὰ αὕτη, ἑωσοῦ γείνωσι
35 πάντα ταῦτα. Ὁ οὐρανὸς καὶ ἡ γῆ θέ-
λουσι παρέλθει, οἱ δὲ λόγοι μου δὲν
36 θέλουσι παρέλθει. Περὶ δὲ τῆς ἡμέρας
ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς γινώσκει,
οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰμὴ ὁ
Πατήρ μου μόνος.

37 Καὶ καθὼς αἱ ἡμέραι τοῦ Νῶε, οὕ-
τω θέλει εἶσθαι καὶ ἡ παρουσία τοῦ
38 Υἱοῦ τοῦ ἀνθρώπου. Διότι καθὼς ἐν
ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ
ἦσαν τρώγοντες καὶ πίνοντες, νυμφευ-
όμενοι καὶ νυμφεύοντες, ἕως τῆς ἡμέ-

28 τε̱ Βίριτ ν̇ερίȣτ. Σεπσέ κȣ τε̱ jέτε̱
κέ̱ρμα, ατιέ dοτε̱ μbε̱λ̇ίδενε̱ σ̈κ̇ιπό-
ν̇ατε̱.

29 Εδέ πε̱ρνε̱χ̇έρε̱ πας σ̈τρε̱νγίμιτ
ατύρε dίτε, dιέλι dοτ' έρετε̱, εδέ
χ̇έ̱να νȣκε̱ dοτ' άπε̱ νdριτσ̈ίμιν' ε
σᾶϊ, εδέ ύjετε̱ dοτε̱ bίενε̱ νγα κ̇ιέλι,
εδέ φȣκ̇ίατ' ε κ̇ιέjεϐετ dοτε̱ τȣν-
30 dενε̱. Εδέ ατε̱χ̇έρε dοτε̱ dȣκετε̱
σ̈έν̇' ε τε̱ Βίριτ ν̇ερίȣτ νdε κ̇ιέλ:
εδέ ατε̱χ̇έρε γ̇ίθε̱ φάρατ' ε δε̃ȣτ
dοτε̱ bε̱ν̇ε̱νε̱ ϐάjε̱, εδέ dοτε̱ σ̈όχε̱νε̱
τε̱ Βίριν' ε ν̇ερίȣτ τȣκε άρδȣρε̱ μbι
ρε̃τ τε̱ κ̇ιέλιτ με φȣκ̇ῖ ε με λ̇αϐdῖ
31 σ̈ȣμε̱. Εδέ dοτε̱ dε̱ργόν̇ε̱ έ̱νγ̇ε̱jτ' ε
τῖ με τρȣμbέτε̱ κ̇ε̱ νdσίερ ζέ̱ τε̱
μάθ, εδέ dοτε̱ μbε̱λ̇έδε̱νε̱ τε̱ σγ̇έ-
δȣριτ' ε ατῖ νγα τε̱ κάτρε̱ έρε̱ρατε̱,
πρέϊ φȣ́νdιτ άνε̱ϐετ κ̇ιέjεϐετ γ̇ερ μbε̱
φȣ́ντ τε̱ άνε̱ϐετ ατύρε.

32 Εδέ μέρ̇νι ϐέσ̈ παραϐολ̇ίνε̱ νγα
dρȣ̃ρι ι φίκȣτ: κȣρ τε̱ bε̱νετε̱ νdασ̈τί
dέγ' ε ατῖ ε bȣτε̱, εδέ τε̱ νdσιέρ̇ε̱
φλ̇έτε̱τε̱ τα dίνι σε τε̱ κόρ̇ε̱τ' έ̱σ̈τ'
33 άφε̱ρε̱. Κε̱σ̈τȣ εδέ jȣ, κȣρ τε̱ σ̈ίχ̇νι
γ̇ίθε̱ κε̱τό, τα dίνι σε έ̱σ̈τ' άφε̱ρε̱
34 νdε̱ρ dύερ. Με τε̱ ϐε̱ρτέτε̱ πο ȣ θέμ
jȣ́ϐε, κύϊ bρές νȣκε̱ dοτε̱ σ̈κόν̇ε̱,
35 γ̇ερσᾶ τε̱ bέ̱νενε̱ κε̱τό τε̱ γ̇ίθα. Κ̇ιέλι
εδέ δε̃ȣ dοτε̱ σ̈κόν̇ε̱νε̱, πό φιάλ̇ε̱τ'
36 ε μίjα νȣκε̱ dοτε̱ σ̈κόν̇ε̱νε̱. Εδέ πε̱ρ
ατέ̱ dίτε̱, εδέ πε̱ρ ατέ̱ όρε̱,ασνdον̇έ̱
σ' ε dί, ας έ̱νγ̇ε̱jτ' ε κ̇ιέjεϐετ, ϐέτσ̈
ιμ-άτε̱ ϐέτε̱με̱.

37 Εδέ σικȣ́νdρε̱ ίσ̈ινε̱ dίττ' ε Νόεσε̱,
κε̱σ̈τȣ dοτε̱ jέτε̱ εδέ τ' άρδȣριτ' ε
38 τε̱ Βίριτ ν̇ερίȣτ. Σεπσέ σικȣ́νdρε̱
ίσ̈ινε̱ ν̇έρε̱ζιτε̱ νd' ατό dίτ πε̱ρπάρα
πε̱ρμbύτε̱jεσε̱, κ̇ε̱ χ̇άνιν' ε πίνι-
νε̱, μαρτόνεσ̈ιν' ε μαρτόνινε̱, γ̇ερ

ρας καθ' ἣν ὁ Νῶε εἰσῆλθεν εἰς τὴν
39 κιβωτόν· καὶ δὲν ἐνόησαν, ἑωσοῦ ἦλθεν
ὁ κατακλυσμὸς, καὶ ἐσήκωσε πάντας·
οὕτω θέλει εἶσθαι καὶ ἡ παρουσία τοῦ
40 Υἱοῦ τοῦ ἀνθρώπου. Τότε δύο θέλουσιν
εἶσθαι ἐν τῷ ἀγρῷ· ὁ εἷς παραλαμ-
41 βάνεται, καὶ ὁ εἷς ἀφίνεται. Δύο
γυναῖκες θέλουσιν ἀλέθει ἐν τῷ μύλῳ·
μία παραλαμβάνεται, καὶ μία ἀφίνεται.
42 Ἀγρυπνεῖτε λοιπὸν, διότι δὲν ἐξεύ-
ρετε ἐν ποίᾳ ὥρᾳ ἔρχεται ὁ Κύριος ὑμῶν.
43 Τοῦτο δὲ γινώσκετε, ὅτι ἐὰν ἤξευρεν
ὁ οἰκοδεσπότης ἐν ποίᾳ φυλακῇ τῆς
νυκτὸς ἔρχεται ὁ κλέπτης, ἤθελεν ἀ-
γρυπνήσει, καὶ δὲν ἤθελεν ἀφήσει νὰ
44 διορυχθῇ ἡ οἰκία αὐτοῦ. Διὰ τοῦτο καὶ
σεῖς γίνεσθαι ἕτοιμοι· διότι καθ' ἣν
ὥραν δὲν στοχάζεσθε, ἔρχεται ὁ Υἱὸς
45 τοῦ ἀνθρώπου. Τίς λοιπὸν εἶναι ὁ πι-
στὸς καὶ φρόνιμος δοῦλος, τὸν ὁποῖον
ὁ κύριος αὐτοῦ κατέστησεν ἐπὶ τῶν
ὑπηρετῶν αὐτοῦ, διὰ νὰ δίδῃ εἰς αὐ-
46 τοὺς τὴν τροφὴν ἐν καιρῷ; μακάριος
ὁ δοῦλος ἐκεῖνος, τὸν ὁποῖον, ὅταν
ἔλθῃ ὁ κύριος αὐτοῦ, θέλει εὑρεῖ πράτ-
47 τοντα οὕτως. Ἀληθῶς σᾶς λέγω, ὅτι
θέλει καταστήσει αὐτὸν ἐπὶ πάντων
48 τῶν ὑπαρχόντων αὐτοῦ. Ἐὰν δὲ εἴπῃ
ὁ κακὸς ἐκεῖνος δοῦλος ἐν τῇ καρδίᾳ
αὐτοῦ, Βραδύνει νὰ ἔλθῃ ὁ κύριός μου·
49 καὶ ἀρχίσῃ νὰ δέρῃ τοὺς συνδούλους,
νά τρώγῃ δὲ καὶ νὰ πίνῃ μετὰ τῶν
50 μεθυόντων, θέλει ἐλθεῖ ὁ κύριος τοῦ
δούλου ἐκείνου καθ' ἣν ἡμέραν δὲν προσ-
μένει, καὶ καθ' ἣν ὥραν δὲν ἐξεύρει·
51 καὶ θέλει ἀποχωρίσει αὐτὸν, καὶ τὸ
μέρος αὐτοῦ θέλει θέσει μετὰ τῶν ὑ-
ποκριτῶν· ἐκεῖ θέλει εἶσθαι ὁ κλαυθ-
μὸς καὶ ὁ τριγμὸς τῶν ὀδόντων.

1 ΚΕΦ. κε'. Τότε θέλει ὁμοιωθῇ ἡ βα-

μb'ατε̱ dίτε̱ κ̇ε̱ χ̇ῦρι Νόε̱jα νd' άρκε̱τ:
39 εδέ νȣκ' ε κȣπε̱τȣανε̱, γ̇ερσᾶ έρ̣δι
πε̱ρμbύτε̱jα, εδέ νγρίτι τε̱ γ̇ίθε̱:
κε̱σ̈τȣ dοτε̱ jέτε̱ εδέ τ' άρδ̏ȣριτ' ε
40 τε̱ Βῖριτ ν̇ερίȣτ. Ατε̱χ̇έρε dύ ϐέτε̱ dοτε̱
jένε̱ νd'άρε̱: ν̇έ̱ρι μέρ̣ετε̱, ε τιέτε̱ρι λ̏ί-
41 χ̇ετε̱. Dῦ γρᾶ dοτε̱ bλ̏ȣαν̇ε̱νε̱ νdε̱
μȣλῖ: ν̇έ̱ρα μέρ̣ετε̱, ε τιάτε̱ρα λ̏ίχ̇ετε̱.
42 Ρ̇ίνι σκ̇ȣαρε̱ πρᾶ, σε̱πσέ νȣκε̱ dίνι
43 μbε̱ τσ̈' όρε̱ ϐιέν Ζότ:jȣαϊ. Πό κε̱τέ̱
dίνιε, σε τα dίντε ι ζότι σ̈τε̱πίσε̱,
μbε̱ τσ̈' φάρε̱ κόχ̇ε τε̱ νάτε̱σε̱ ϐιέν
ϐιέδε̱σι, dοτε̱ ρ̇ίντε σκ̇ȣαρε̱, εδέ νȣκε̱
dοτε̱ λ̏ίντε τε̱ τσ̈πόνεϊ σ̈τε̱πῖ' ε ατῖ,
44 Πε̱ρανdάϊ εδέ jȣ bέ̱χ̇ι γατῖ: σεπσέ
ι Βῖρ' ι ν̇ερίȣτ ϐιέν μb' ατε̱ όρε̱, κ̇ε̱
45 νȣκ' ȣα πρέτ μέ̱νdε̱jα jȣϐε. Βάλε̱
τσίλ̏ι έ̱σ̈τ' αΰ σ̈ε̱ρbε̱τȣαρ bεσε̱τᾶρ
εδέ ι μέ̱ντσ̈ιμ, τε̱ τσίλ̏ινε̱ ι ζότι
ε ϐȣ̃ρι πε̱ρμbί πȣνε̱τόρε̱τ τε̱ τῖ,
κ̇ε̱ τ' ȣ άπε̱ ατύρε ȣσ̈κ̇ίμνε̱ νdε̱
46 κόχ̇ε̱; λ̏ȣμ αΰ σ̈ε̱ρbε̱τȣαρ, κȣρ
τε̱ ϐίν̇ε̱ ι ζότι, τα γ̇έν̇ε̱ τȣκε
47 bέ̱ρε̱ κε̱σ̈τȣ. Με τε̱ ϐε̱ρτέτε̱ πο
ȣ θέμ jȣϐε, σε dότα ϐέ̱ρε̱ πε̱ρμbί
48 τε̱ γ̇ίθε̱ γ̇έ̱ν' ε τῖ. Εδέ αΰ σ̈ε̱ρbε̱-
τόρ' ι λ̏ίκ νdε̱ θέ̱ντε̱ νdε̱ ζέ̱με̱ρε̱ τε̱
49 τῖ, σε Ιμ-ζότ με̱νόν τε̱ ϐίν̇ε̱: εδέ
ζε̱ τε̱ ρ̇άχ̇ε̱ σ̈ε̱ρbε̱τόρε̱τε̱ σ̈όκε̱τ' ε
τῖ, εδέ τε̱ χ̇άjε̱ ε τε̱ πίjε̱ bάσ̈κε̱
50 με τε̱ dέϊτȣριτ, ι ζότι ατῖ σ̈ε̱ρbε̱-
τόρι dοτε̱ ϐίν̇ε̱ νd' ατέ̱ dίτε̱ κ̇ε̱ αΰ
νȣκ' ε πρέτ, εδέ νd' ατε̱ όρε̱ κ̇ε̱
51 νȣκ' ε dί: εδέ dότα νdάν̇ε̱ μbε̱-
ν̇'-άνε̱, εδέ dοτε̱ ϐέ̱ρε̱ πιέσε̱ν' ε ατῖ
bάσ̈κε̱ με ιποκρίτε̱ριτ: ατιέ dοτε̱
jέτε̱ τε̱ κ̇jάρε̱τ' εδέ τε̱ κε̱ρτσε̱λ̏ίτȣ-
ριτ' ε δέ̱μbε̱ϐετ.

1 Κρέϊ 25. Ατε̱χ̇έρε μbε̱ρετε̱ρῖ' ε

σιλεία τῶν οὐρανῶν μὲ δέκα παρθένους,
αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐ-
τῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμ-
2 φίου. Πέντε δὲ ἐξ αὐτῶν ἦσαν φρόνι-
3 μοι, καὶ πέντε μωραί. Αἵτινες μωραὶ,
λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, δὲν
4 ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον· αἱ φρόνιμοι
ὅμως ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις
αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν.
5 Καὶ ἐπειδὴ ὁ νυμφίος ἐβράδυνεν, ἐνύ-
6 σταξαν πᾶσαι καὶ ἐκοιμῶντο. Ἐν τῷ
μέσῳ δὲ τῆς νυκτὸς ἔγεινε κραυγὴ,
Ἰδοὺ, ὁ νυμφίος ἔρχεται· ἐξέλθετε εἰς
7 ἀπάντησιν αὐτοῦ. Τότε ἐσηκώθησαν
πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἡτοί-
8 μασαν τὰς λαμπάδας αὐτῶν. Καὶ αἱ
μωραὶ εἶπον πρὸς τὰς φρονίμους, Δότε
εἰς ἡμᾶς ἐκ τοῦ ἐλαίου σας· διότι αἱ
9 λαμπάδες ἡμῶν σβύνονται. Ἀπεκρίθη-
σαν δὲ αἱ φρόνιμοι, λέγουσαι, Μήποτε
δὲν ἀρκέσῃ εἰς ἡμᾶς καὶ εἰς ἐσᾶς· ὅθεν
ὑπάγετε κάλλιον πρὸς τοὺς πωλοῦντας,
10 καὶ ἀγοράσατε εἰς ἑαυτάς. Ἐνῷ δὲ ἀ-
πήρχοντο νὰ ἀγοράσωσιν, ἦλθεν ὁ νυμ-
φίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ' αὐ-
τοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ
11 θύρα· Ὕστερον δὲ ἔρχονται καὶ αἱ
λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, Κύ-
12 ριε, ἄνοιξον εἰς ἡμᾶς. Ὁ δὲ ἀποκρι-
θεὶς εἶπεν, Ἀληθῶς σᾶς λέγω, δὲν σᾶς
γνωρίζω.

13 Ἀγρυπνεῖτε λοιπὸν, διότι δὲν ἐξεύ-
ρετε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, καθ'
ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

14 Διότι θέλει ἔλθει ὡς ἄνθρωπος, ὅστις
ἀποδημῶν, ἐκάλεσε τοὺς δούλους αὐτοῦ,
καὶ παρέδωκεν εἰς αὐτοὺς τὰ ὑπάρ-
15 χοντα αὐτοῦ· καὶ εἰς ἄλλον μὲν ἔδω-
κε πέντε τάλαντα, εἰς ἄλλον δὲ δύο,
εἰς ἄλλον δὲ ἕν· εἰς ἕκαστον κατὰ τὴν

κ̇ιέjεϐετ dοτε̱ γ̇άν̇ε̱ με δίετε̱ ϐε̱ργ̇ε̱-
ρέσ̈α, τε̱ τσίλ̇ατε̱ μȣ́αρνε̱ dρίτατ' ε
τύρε, ε dȣ́αλνε̱ τε̱ πρέσε̱νε̱ δέ̱νdε̱-
2 ρ̇ινε̱. Εδέ νγα ατό ίσ̈ινε̱ πέσε̱ τε̱
3 μέ̱ν̇τσ̈ιμε, εδέ πέσε̱ τε̱ μάρ̇α. Ατό
τε̱ μάρ̇ατε̱ κȣρ μȣ́αρνε̱ dρίτατ' ε
τύρε, νȣκε̱ μȣ́αρνε̱ ϐάj bάσ̈κε̱ με
4 ϐέτε̱χ̇ε: πό τε̱ μέ̱ντσ̈ιμετε̱ μȣ́αρνε̱
ϐάj νd' ένε̱τ τε̱ τύρ̇ε̱ bασ̈κε̱ με
5 dρίτατ' ε τύρε. Εδέ δέ̱νdε̱ρ̇ι σι με̱-
νόϊ, ι ζȣρι γ̇ȣ̃μι τε̱ γ̇ίθα εδέ φλ̇ί-
6 νινε̱. Εδέ νdε̱ μές τε̱ νάτε̱σε̱ ȣbέ̱
ν̇έ̱ τε̱ θίρ̇ȣρε̱, Jά δέ̱νdε̱ρ̇ι τε πο
ϐιέν: dίλ̇νι πε̱ρ τε̱ πρίτȣρ' ατέ̱.
7 Ατε̱χ̇έρε γ̇ίθ' ατό ϐε̱ργ̇ε̱ρέσ̈ατ' ȣν-
γρίτνε̱, εδέ νdρέκ̇νε̱ dρίτατ' ε τύρε.
8 Πό τε̱ μάρ̇ατ' ȣ θάνε̱ τε̱ μέ̱ντσ̈ι-
μεϐετ. Ἐ̱πνανι νγα ϐάjι jȣ́αϊ: σε-
9 πσέ πο να σ̈ȣ́χ̇ενε̱ dρίτατε̱. Εδέ τε̱
μέ̱ντσ̈ιμετ' ȣπε̱ργ̇έκ̇νε̱ τȣκε θέ̱νε̱,
Μος νȣκε̱ dοτε̱ να χ̇αρ̇ίjε̱ νέϐε εδέ
jȣ́ϐε: πό μέ̱ μίρ̇ε̱ σ̈κόνι τεκ ατά
κ̇ε̱ σ̈έσε̱νε̱, εδέ bλ̇ίνι περ ϐέτε̱χ̇ενε̱
10 τȣ́αϊ. Εδέ κȣρ ϐάνε̱ τε̱ bλ̇έν̇ε̱νε̱,
δέ̱νdε̱ρ̇ι έρδι: εδέ ατό κ̇ε̱ ίσ̈ινε̱ γατῖ
γ̇ῦνε̱̇ bάσ̈κε̱ με ατέ̱ νdε̱ dάσμε̱,
11 εδέ ȣμbύλ dέρα. Πό παστάϊ ϐίν̇ε̱ν'
εδέ ϐε̱ργ̇ε̱ρέσ̈ατ' ε τιέρα, ε θόνε̱,
12 Ζότ, ζότ, χ̇άπ-να. Πό αῦ ȣπε̱ργ̇έκ̇
ε θά, Με τε̱ ϐε̱ρτέτε̱ πο ȣ θέμ
jȣ́ϐε, σε νȣκ' ȣ ν̇όχ̇ jȣ́ϐε.

13 Ρ̇ίνι σκ̇ȣ́αρε̱ πρᾶ, σεπσέ νȣκ' ε
dίνι dίτε̱ν' ας όρε̱νε̱̇, κȣρ ϐιέν ι
Βίρ' ι ν̇ερίȣτ.

14 Σεπσέ dοτε̱ ϐίν̇ε̱ ποσί ν̇έ̱ ν̇ερῖ, ι τσίλ̇ι
κȣρ dοτ' ίκτε νdε̱ δε̱̃ τε̱ χ̇ȣ́αj,
θίρ̇ι σ̈ε̱ρbε̱τόρε̱τ' ε τῖ, ε ȣ δά ατύρε
15 γ̇ε̱ν' ε τῖ: εδέ ν̇έ̱ριτ ι δά πέσε̱ τα-
λάνdα, ε τιάτε̱ριτ dῦ, ε τιάτε̱ριτ
ν̇έ̱: γ̇ίθε̱-σε-τσίλιτ πας φȣκ̇ίσε̱ τῖ:

ἰδίαν αὐτοῦ ἱκανότητα· καὶ ἀπεδήμησεν
16 εὐθύς. Ὑπῆγε δὲ ὁ λαβὼν τὰ
πέντε τάλαντα, καὶ ἐργαζόμενος δι'
αὐτῶν, ἔκαμεν ἄλλα πέντε τάλαντα.
17 Ὡσαύτως καὶ ὁ τὰ δύο, ἐκέρδησε καὶ
18 αὐτὸς ἄλλα δύο. Ὁ δὲ λαβὼν τὸ ἕν,
ὑπῆγε καὶ ἔσκαψεν εἰς τὴν γῆν, καὶ ἔκρυψε
τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
19 Μετὰ δὲ καιρὸν πολλὺν ἔρχεται ὁ κύριος
τῶν δούλων ἐκείνων, καὶ θεωρεῖ
20 λογαριασμὸν μετ' αὐτῶν. Καὶ ἐλθὼν
ὁ λαβὼν τὰ πέντε τάλαντα, προσέφερεν
ἄλλα πέντε τάλαντα, λέγων, Κύριε,
πέντε τάλαντα μοὶ παρέδωκας·
ἰδοὺ, ἄλλα πέντε τάλαντα ἐκέρδησα
21 ἐπ' αὐτοῖς. Καὶ εἶπε πρὸς αὐτὸν ὁ
κύριος αὐτοῦ, Εὖγε, δοῦλε ἀγαθὲ καὶ
πιστέ· εἰς τὰ ὀλίγα ἐστάθης πιστὸς,
ἐπὶ πολλῶν θέλω σὲ καταστήσει· εἴσελθε
εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
22 Προσελθὼν δὲ καὶ ὁ λαβὼν τὰ δύο τάλαντα,
εἶπε, Κύριε, δύο τάλαντα μοὶ
παρέδωκας· ἰδοὺ, ἄλλα δύο τάλαντα
23 ἐκέρδησα ἐπ' αὐτοῖς. Εἶπε πρὸς αὐτὸν
ὁ κύριος αὐτοῦ, Εὖγε, δοῦλε ἀγαθὲ καὶ
πιστέ· εἰς τὰ ὀλίγα ἐστάθης πιστὸς,
ἐπὶ πολλῶν θέλω σὲ καταστήσει· εἴσελθε
εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
24 Προσελθὼν δὲ καὶ ὁ λαβὼν τὸ ἓν τάλαντον,
εἶπε, Κύριε, σὲ ἐγνώρισα ὅτι
εἶσαι σκληρὸς ἄνθρωπος, θερίζων ὅπου
δὲν ἔσπειρας, καὶ συνάγων ὅθεν δὲν
25 διεσκόρπισας· καὶ φοβηθεὶς ὑπῆγα καὶ
ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἰδοὺ,
26 ἔχεις τὸ σόν. Ἀποκριθεὶς δὲ ὁ
κύριος αὐτοῦ, εἶπε πρὸς αὐτὸν, Πονηρὲ
δοῦλε καὶ ὀκνηρὲ, ἤξευρες ὅτι θερίζω
ὅπου δὲν ἔσπειρα, καὶ συνάγω ὅθεν
27 δὲν διεσκόρπισα· ἔπρεπε λοιπὸν νὰ
βάλῃς τὸ ἀργύριόν μου εἰς τοὺς τρα-

εδέ πε̱ρν̇ε̱χ̇έρε̱ ίκȣ νdε̱ δε̃ τε̱ χ̇ȣαj.
16 Ατε̱χ̇έρε αΰ κ̇ε̱ μόρι πέσε̱ ταλάνdατε̱
ϐάτε ε πȣνõΐ με ατό, εδέ
17 bέ̱ρι πέσε̱ ταλάνdα τε̱ τιέρα. Κε̱σ̈τȣ́
εδέ αΰ κ̇ε̱ μόρι dῦ, φιτõΐ εδέ αΰ
18 dῦ τε̱ τιέρα. Πό αΰ κ̇ε̱ μόρι ν̇έ̱ρε̱νε̱,
ϐάτε ε ρε̱μõΐ νdε̱ δε̃τ, εδέ
19 φσ̈έχ̇ȣ αργ̇έ̱νdιν' ε τε̱ ζότ. Εδέ πας
σ̈ȣ́με̱ κόχ̇ε ϐιέν ι ζότι ατύρε σ̈ε̱ρbε̱τόρε̱ϐε,
εδέ ϐε̱̃ ρε̃ λογαρΐ με ατά.
20 Εδέ σι ι έρδι πε̱ράνε̱ αΰ κ̇ε̱ πάτ
μάρ̇ε̱ πέσε̱ ταλάνdατε̱, πρȣ̃ρι πέσε̱
ταλάνdα τε̱ τιέρα, τȣκε θέ̱νε̱, Ζότ,
πέσε̱ ταλάνdα με̱ δε̃ νdε̱ dόρε̱: jά
τε φιτόϐα πρέϊ ατύρε πέσε̱ ταλάνdα
21 τε̱ τιέρα. Εδέ ι ζότι ι θά, Τε̱ λ̇ȣ́μτε̱,
σ̈ε̱ρbε̱τόρ' ι μίρε̱ εδέ bεσε̱τᾶρ:
μbε̱ τε̱ πάκα κ̇ε̃ bεσε̱τᾶρ, μbι τε̱
σ̈ȣ́μα dοτε̱ ϐε̱̃: χ̇ύρε̱ νdε̱ γε̱ζίμτ
22 τυτ-ζότι. Ἔρδι πε̱ράνε̱ εδέ αΰ κ̇ε̱
πάτ μάρ̇ε̱ dῦ ταλάνdατε̱, εδέ θά,
Ζότ, dῦ ταλάνdα με̱ δε̃ νdε̱ dόρε̱:
jά τε φιτόϐα πρέϊ ατύρε dῦ ταλάνdα
23 τε̱ τιέρα. Ι Ζότι ι θά, Τε̱
λ̇ȣ́μτε̱, σ̈ε̱ρbε̱τόρ' ι μίρε̱ εδέ bεσε̱τᾶρ:
μbε̱ τε̱ πάκα κ̇ε̃ bεσε̱τᾶρ.
μbί τε̱ σ̈ȣ́μα dοτε̱ ϐε̱̃: χ̇ύρε̱ νdε̱
24 γε̱ζίμτ τυτ-ζότι. Ἔρδι πε̱ράνε̱
εδέ αΰ κ̇ε̱ πάτ μάρ̇ε̱ ν̇ε̱ ταλάνdε̱,
ε θά, Ζότ, τε̱ dίν̇αμ σε jε̃ ν̇ερΐ ι
άσ̈περε̱, κ̇ε̱ κόρ̇ τε νȣκε̱ μbόλε, εδέ
25 μbε̱λ̇έθ τε νȣκε̱ πε̱ρνdάϐε: εδέ πασσί
πάτσ̈ φρίκε̱, ϐάϊτα ε φσ̈έχ̇α ταλάνdε̱νε̱
τέ̱νdε νdε̱ δε̃τ: jά τεκ ε
26 κε̃ τέ̱νdενε̱. Εδέ ι ζότι ȣπε̱ργ̇έκ̇ ε ι
θά, Σ̈ε̱ρbε̱τόρ' ι λ̇ίκ εδέ ι πε̱ρτȣαρσ̈ιμ,
τί ε dίν̇ε σε ȣ̇νε̱ κόρ̇ τε νȣκε̱
μbόλα, εδέ μbε̱λ̇έθ τε νȣκε̱ πε̱ρνdάϐα:
27 dȣ́χ̇εΐ πρᾶ τε̱ ϐέ̱ρ̇ε αργ̇έ̱νdινε̱ τίμ
τε τρȣϐεζάρε̱τε̱: εδέ κȣρ τε̱ ϐίν̇αμ

πεζίτας· καὶ ἐλθὼν ἐγὼ, ἤθελον λάβει
28 τὸ ἐμὸν μετὰ τόκου. Λάβετε λοιπὸν
ἀπ' αὐτοῦ τὸ τάλαντον, καὶ δότε εἰς
29 τὸν ἔχοντα τὰ δέκα τάλαντα. Διότι
εἰς πάντα τὸν ἔχοντα θέλει δοθῇ, καὶ
περισσευθῇ· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος,
καὶ ἐκεῖνο τὸ ὁποῖον ἔχει, θέλει ἀφαι-
30 ρεθῇ ἀπ' αὐτοῦ. Καὶ τὸν ἀχρεῖον δοῦ-
λον ῥίψατε εἰς τὸ σκότος τὸ ἐξώτερον·
ἐκεῖ θέλει εἶσθαι ὁ κλαυθμὸς καὶ ὁ
τριγμὸς τῶν ὀδόντων.

31 Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώ-
που ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ
ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε θέλει
καθίσει ἐπὶ τοῦ θρόνου τῆς δόξης αὐ-
32 τοῦ. Καὶ θέλουσι συναχθῇ ἔμπροσθεν
αὐτοῦ πάντα τὰ ἔθνη· καὶ θέλει χω-
ρίσει αὐτοὺς ἀπ' ἀλλήλων, καθὼς ὁ
ποιμὴν χωρίζει τὰ πρόβατα ἀπὸ τῶν
33 ἐριφίων· καὶ θέλει στήσει τὰ μὲν πρό-
βατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ
ἀριστερῶν.

34 Τότε ὁ βασιλεὺς θέλει εἰπεῖ πρὸς
τοὺς ἐκ δεξιῶν αὐτοῦ, Ἔλθετε, οἱ
εὐλογημένοι τοῦ Πατρός μου, κληρονο-
μήσατε τὴν ἡτοιμασμένην εἰς ἐσᾶς
35 βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Δι-
ότι ἐπείνασα, καὶ μοὶ ἐδώκατε νὰ
φάγω· ἐδίψησα καὶ μὲ ἐποτίσατε· ξέ-
36 νος ἤμην, καὶ μὲ ἐφιλοξενήσατε· γυ-
μνὸς, καὶ μὲ ἐνεδύσατε· ἠσθένησα, καὶ
μὲ ἐπεσκέφθητε· ἐν φυλακῇ ἤμην, καὶ
37 ἤλθετε πρὸς ἐμέ. Τότε θέλουσιν ἀπο-
κριθῇ πρὸς αὐτὸν οἱ δίκαιοι, λέγοντες,
Κύριε, πότε σὲ εἴδομεν πεινῶντα, καὶ
ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτίσα-
38 μεν; πότε δὲ σὲ εἴδομεν ξένον, καὶ
ἐφιλοξενήσαμεν; ἢ γυμνὸν, καὶ ἐνεδύ-
39 σαμεν; πότε δὲ σὲ εἴδομεν ἀσθενῆ, ἢ

ȣνε̱, dοτε̱ μέρ̇ναμ τίμενε̱ bάσ̈κε̱ με
28 οζȣρε̱νε̱. Μέρ̇νι πρᾶ πρέϊ ατῖ τα-
λάνdε̱νε̱, εδέ έπιανι ατῖ κ̇ε̱ κᾶ δίετε̱
29 ταλάνdατε̱. Σεπσέ κȣϊτdό κ̇ε̱ κᾶ
dοτ' ι έπετε̱, εδέ dοτ' ι τεπε̱ρόν̇ε̱:
εδέ πρέϊ κȣϊτdό κ̇ε̱ σ' κᾶ, εδέ ατέ̱
κ̇ε̱ τε̱ κέτε̱, dοτε̱ μέρ̇ετε̱ νγα αΰ.
30 Εδέ σ̈ε̱ρbε̱τόριν' ε πα-ϐε̱jέτȣρε̱ χ̇ί-
δενι νd' ερ̇ε̱σίρ̇ε̱τ τε̱ πε̱ρjάσ̈τε̱με:
ατιέ dοτε̱ jέτε̱ τε̱ κ̇jάρε̱τ' ε τε̱
κε̱ρτσε̱λ̇ίτȣριτ' ε δέ̱μbε̱ϐετ.

31 Εδέ κȣρ τε̱ ϐίν̇ε̱ ι Βίρ' ι ν̇ερίȣτ
νdε̱ λ̇αϐdῖ τε̱ τῖ, εδέ γ̇ίθ' έ̱νγ̇ε̱jτ'
ε σ̈ε̱ν̇τε̱ρȣάρε̱ bάσ̈κε̱ με ατέ̱, ατε̱-
χ̇έρε dοτε̱ ρ̇ίjε̱ μbι θρόντ τε̱ λ̇αϐ-
32 dίσε̱ τῖ. Εδέ dοτε̱ μbε̱λ̇ίδενε̱ πε̱ρ-
πάρα ατῖ γ̇ίθε̱ κόμbετε̱: εδέ dοτ' ι
νdάν̇ε̱ ατά ν̇έ̱ρινε̱ νγα τιάτε̱ρι, σι-
κȣ́νdρε̱ bαρ̇ῖȣ νdᾶν δέ̱ντε̱ νγα κέ-
33 δατε̱: εδέ dοτε̱ ϐέ̱ρε̱ δέ̱ντε̱ μb' άνε̱
τε̱ σε̱ dιάθτε̱σε̱ τῖ, εδέ κέδατε̱
μb' άνε̱ τε̱ μέ̱νγ̇ε̱ρε̱.

34 Ατε̱χ̇έρε μbε̱ρέτι dοτ' ȣ θότ' α-
τύρε κ̇ε̱ ρ̇ίνε̱ μb' άνε̱ τε̱ σε̱ dιάθτε̱σε̱
τῖ, Ἐjανι τε̱ bεκȣ́αρε̱τ' ε τιμ-έτι,
τρασ̈ε̱γόνι μbε̱ρετε̱ρίν̇ε̱ κ̇ε̱ έ̱σ̈τε̱ bέ̱ρε̱
γατῖ πε̱ρ jȣ́ κ̇ε̱ κȣρ σε έ̱σ̈τε̱ νγρέ-
35 χ̇ȣρε̱ bότα. Σεπσέ πάτα ȣρῖ, ε με̱
δάτε̱ τε̱ χ̇ᾶ: πάτα έτ' ε με̱ δάτε̱
τε̱ πῖ: ι χ̇ȣ́αj jέσ̈ε̱, εδέ με̱ μȣ́αρτε̱
36 νdε̱ σ̈τε̱πῖ: σϐέσ̈ȣρε̱, εδέ με̱ ϐέσ̈ε̱τε̱:
ȣσε̱μȣ̃ρτσ̈ε̱, εδέ έρθτε̱ τε̱ με̱ σ̈ίχ̇νι:
jέσ̈ε̱ νdε̱ bȣ́ρκ, ε έρθτε̱ τεκ ȣνε̱.
37 Ατε̱χ̇έρε τε̱ dρέϊτε̱τε̱ dοτ' ι πε̱ργ̇ί-
γ̇ενε̱, τȣκε θέ̱νε̱, Ζότ, κȣρ τε̱ πᾶμ
τῦϊ τȣκε πάσȣρ' ȣρῖ, ε τε̱ ȣσ̈κ̇ΰεμε̱;
α τȣκε πάσȣρ' έτ, ε τε̱ δᾶμ τε̱
38 πῖσ̈; εδέ κȣρ τε̱ πᾶμ τε̱ χ̇ȣ́αj, ε
τε̱ μȣ́αρμε̱ νdε̱πε̱ρ σ̈τε̱πίατ; α τε̱
39 σϐέσ̈ȣρε̱, ε τε̱ ϐέσ̈ε̱μ; εδέ κȣρ τε̱

ἐν φυλακῇ, καὶ ἤλθομεν πρὸς σέ;
40 Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς, θέλει εἰπεῖ
πρὸς αὐτοὺς, Ἀληθῶς σᾶς λέγω, καθ'
ὅσον ἐκάμετε εἰς ἕνα τούτων τῶν ἀδελφῶν
μου τῶν ἐλαχίστων, εἰς ἐμὲ
ἐκάμετε.

41 Τότε θέλει εἰπεῖ καὶ πρὸς τοὺς ἐξ
ἀριστερῶν, Ὑπάγετε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι,
εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ
ἡτοιμασμένον διὰ τὸν διάβολον καὶ

42 τοὺς ἀγγέλους αὐτοῦ. Διότι ἐπείνασα,
καὶ δὲν μοὶ ἐδώκατε νὰ φάγω· ἐδίψησα,
43 καὶ δὲν μὲ ἐποτίσατε· ξένος ἤμην,
καὶ δὲν μὲ ἐφιλοξενήσατε· γυμνὸς, καὶ
δὲν μὲ ἐνεδύσατε· ἀσθενὴς καὶ ἐν φυλακῇ,
44 καὶ δὲν μὲ ἐπεσκέφθητε. Τότε
θέλουσιν ἀποκριθῆ πρὸς αὐτὸν καὶ αὐτοὶ,
λέγοντες, Κύριε, πότε σὲ εἴδομεν
πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνὸν,
ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ δὲν
45 σὲ ὑπηρετήσαμεν; Τότε θέλει ἀποκριθῆ
πρὸς αὐτοὺς, λέγων, Ἀληθῶς σᾶς λέγω,
καθ' ὅσον δὲν ἐκάμετε εἰς ἕνα
τούτων τῶν ἐλαχίστων, οὐδὲ εἰς ἐμὲ
ἐκάμετε.

46 Καὶ θέλουσιν ἀπέλθει οὗτοι μὲν εἰς
κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν
αἰώνιον.

Κεφ. κϛ'.

1 ΚΑΙ ὅτε ἐτελείωσεν ὁ Ἰησοῦς πάντας
τοὺς λόγους τούτους, εἶπε πρὸς τοὺς μαθητὰς
2 αὐτοῦ, Ἐξεύρετε ὅτι μετὰ δύο ἡμέρας
γίνεται τὸ πάσχα, καὶ ὁ Υἱὸς
τοῦ ἀνθρώπου παραδίδεται διὰ νὰ
3 σταυρωθῇ. Τότε συνήχθησαν οἱ ἀρχιερεῖς
καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι
τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ

πᾶμ τε̱ σε̱μȣ́ρε̱, α νdε̱ bȣ́ρκ, εδέ
40 έρθμε̱ τε τῖ; Εδέ μbε̱ρέτι dοτε̱
πε̱ργ̇ίγ̇ετ' ε dοτ' ȣ θότ' ατύρε, Με
τε̱ ϐε̱ρτέτε̱ πο ȣ θέμ jȣ́ϐε, σαdό
κ̇ε̱ ι bέ̱τε̱ ν̇έ̱ριτ νγα κ̇ε̱τά ϐε̱λέζε̱ριτ'
ε μῖ με̱̃ τε̱ ϐέγ̇ε̱λ͂ιτε̱, μα κένι bέ̱ρε̱
μȣ́α.
41 Ατε̱χ̇έρε dοτ' ȣ θότ' εδέ ατύρε
κ̇ε̱ ρ̇ίνε̱ μb' άνε̱ τε̱ μέ̱νγ̇ε̱ρε̱, Ίκνι
πρέϊ μέjε, τε̱ μαλε̱κȣ́αρε̱τε̱, νdε̱ ζιάρ̇
τε̱ πασόσȣρε̱, κ̇ε̱ έ̱σ̈τε̱ bέ̱ρε̱ γατῖ
πε̱ρ dιᾶλιν' εδέ πε̱ρ έ̱νγ̇ε̱jτ' ε ατῖ.
42 Σεπσέ πάτσ̈ ȣρῖ, ε σ' με̱ δάτε̱ τε̱
χ̇ᾶ: πᾶτσ̈ έτ, ε σ' με̱ δάτε̱ τε̱ πῖ:
43 jέσ̈' ι χ̇ȣ́αj, ε νȣκε̱ με̱ μȣ́αρτε̱ πε̱ρbρέ̱νdα:
ι σϐέσ̈ȣρε̱, ε νȣκε̱ με̱ ϐέσ̈ε̱τε̱:
ι σε̱μȣ́ρ' εδέ νdε̱ bȣ́ρκ, εδέ
44 νȣκ' έρθτε̱ τε̱ με̱ σ̈ίχ̇νι. Ατε̱χ̇έρε
dοτ' ι πε̱ργ̇ίγ̇εν' εδέ ατά, τȣκε θέ̱νε̱,
Ζότ, κȣρ τε̱ πᾶμ τῦϊ τȣκε πάσȣρ'
ȣρῖ, α τȣκε πάσȣρ' έτ, α τε̱ χ̇ȣ́αj,
α τε̱ σϐέσ̈ȣρε̱, α τε̱ σε̱μȣ́ρε̱, α νdε̱
45 bȣ́ρκ, εδέ νȣκε̱ τε̱ σ̈ε̱ρbύεμε̱; Ατε̱χ̇έρε
dοτ' ȣ πε̱ργ̇ίγ̇ετ' ε dοτ' ȣ θότ'
ατύρε, Με τε̱ ϐε̱ρτέτε̱ πο ȣ θέμ
jȣ́ϐε, σαdό νȣκ' ι bέ̱τε̱ ν̇έ̱ριτ νγα
κε̱τά με̱̃ τε̱ ϐέγ̇ε̱λ͂ιτε̱, ας μȣ́α νȣκε̱
μα bέ̱τε̱.
46 Εδέ κε̱τά dοτε̱ ϐένε̱ νdε̱ μȣνdίμ
τε̱ πασόσȣρε̱: εδέ τε̱ dρέϊτε̱τε̱ νdε̱
jέτε̱τ τε̱ πασόσȣρε̱.

Κρε̱ῖ 26.

1 Εδέ Jισȣ̃ϊ κȣρ μbαρõϊ γ̇ίθε̱ κε̱τό
2 φιάλ͂ε̱, ȣ θά νdσέ̱νε̱σε̱ϐετ τῖ, Ε dίνι
σε πας dῦ dίτσ̈ έ̱σ̈τε̱ πάσ̈κα, εδέ
ι Bίρ ι ν̇ερίȣτ έπετε̱ νdε̱ρ dȣ́αρ πε̱ρ̇
3 τε̱ κρυκ̇ε̱ζ̃ȣ́αρε̱. Ατε̱χ̇έρε ȣμbε̱λ͂όθνε̱
κρυε-πρίφτε̱ριτ' εδέ σ̈κρόν̇ε̱σιτ' εδέ

ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα·
4 Καὶ συνεβουλεύθησαν νὰ συλλάβωσι
τὸν Ἰησοῦν μὲ δόλον, καὶ νὰ θανατώσωσιν.
5 Ἔλεγον δὲ, Μὴ ἐν τῇ ἑορτῇ,
διὰ νὰ μὴ γείνῃ θόρυβος ἐν τῷ λαῷ.

6 Ὅτε δὲ ὁ Ἰησοῦς ἦτο ἐν Βηθανίᾳ,
7 ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθε
πρὸς αὐτὸν γυνὴ ἔχουσα ἀλάβαστρον
μύρου βαρυτίμου, καὶ κατέχεεν
αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἐνῷ
8 ἐκάθητο εἰς τὴν τράπεζαν. Ἰδόντες δὲ
οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, λέγοντες,
9 Εἰς τί ἡ ἀπώλεια αὕτη; Διότι
ἠδύνατο τοῦτο τὸ μύρον νὰ πωληθῇ
μὲ πολλὴν τιμὴν, καὶ νὰ δοθῇ εἰς
10 τοὺς πτωχούς. Νοήσας δὲ ὁ Ἰησοῦς,
εἶπε πρὸς αὐτοὺς, Διὰ τί ἐνοχλεῖτε
τὴν γυναῖκα; διότι ἔργον καλὸν ἔπραξεν
11 εἰς ἐμέ. Διότι τοὺς πτωχοὺς
πάντοτε ἔχετε μεθ' ἑαυτῶν· ἐμὲ ὅμως
12 πάντοτε δὲν ἔχετε. Ἐπειδὴ χύσασα
αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός
μου, ἔκαμε τοῦτο διὰ τὸν ἐνταφιασμὸν
13 μου. Ἀληθῶς σᾶς λέγω, ὅπου ἐὰν κηρυχθῇ
τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ
κόσμῳ, θέλει λαληθῇ καὶ τοῦτο τὸ ὁποῖον
ἔπραξεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14 Τότε ὑπῆγεν εἷς τῶν δώδεκα, ὁ λεγόμενος
Ἰούδας Ἰσκαριώτης, πρὸς
15 τοὺς ἀρχιερεῖς, καὶ εἶπε, Τί θέλετε
νὰ μοὶ δώσητε, καὶ ἐγὼ θέλω σᾶς
παραδώσει αὐτόν; Καὶ ἐκεῖνοι ἔδωκαν
16 εἰς αὐτὸν τριάκοντα ἀργύρια. Καὶ ἀπὸ
τότε ἐζήτει εὐκαιρίαν διὰ νὰ παραδώσῃ
αὐτόν.
17 Τὴν δὲ πρώτην τῶν ἀζύμων προσῆλθον
οἱ μαθηταὶ πρὸς τὸν Ἰησοῦν,
λέγοντες πρὸς αὐτὸν, Ποῦ θέλεις νὰ
σοὶ ἑτοιμάσωμεν διὰ νὰ φάγῃς τὸ πά-

πλ̔έκτ' ε λαȣ́ζιτ νdε̱ αβλ̔ίτ τε̱ κρυε-πρίφτιτ
4 κ̇ε̱ θȣ́χ̇εϊ Καϊάφε̱: εδέ bε̱ν̇ε̱νε̱
κε̱σ̈ίλε̱ κ̇ε̱ τα ζ̔ε̱νε̱ Jισȣνε̱ με
5 κοbίμ, εδέ τα βράσε̱νε̱. Εδέ θόσ̈ινε̱,
Jό πε̱ρ τε̱ κρε̱μτε, σε μος bε̱νετε̱
τραζύρε̱ νdε̱ γ̇έ̱νdε̱jετ.
6 Εδέ Jισȣ̃ϊ κȣρ ίσ̈τε νdε̱ Βιθανί,
νdε̱ σ̈τε̱πίτ τε̱ Σιμόνιτ κ̇ρομόσȣρε̱,
7 έρδι πε̱ράν' ατί ν̇ε̱ γρȣ́α κ̇ε̱
κίσ̈τε ν̇ε̱ αλαβάστρε̱ με βάj έρε
σ̈ȣμε̱ τε̱ σ̈τρέντε̱, εδέ ε dέρθτε μbι
κρύετ τ' ατί τεκ ίσ̈τε νdέν̇ȣρε̱ νdε̱
8 με̱σάλε̱. Εδέ νdσε̱νε̱σιτ' ε ατί κȣρ
πάνε̱, ȣζε̱με̱ρȣ́ανε̱, ε θάνε̱, Πε̱ρ τσ̈'
9 πȣνε̱ τε̱ χ̇ȣμbάσε̱ κε̱jό γ̇ε̱; Σεπσέ κύϊ
βάj έρε μȣ́ντ τε̱ σ̈ίτεϊ με σ̈ȣμε̱ νdε̱ρ,
10 εδέ τ' έπεϊ νdε̱πε̱ρ τε̱ βοbέγ̇ιτ. Εδέ
Jισȣ̃ϊ σι κȣπε̱τσ̈ϊ ȣ θά ατύρε, Πε̱ρσέ
ι έπνι μȣνdίμε κε̱σα̃ϊ γρȣ́αjε; σεπσέ
κε̱jό bε̱ρι πȣ́νε̱ τε̱ μίρε̱ τεκ ȣ́νε̱.
11 Σεπσέ τε̱ βοbέγ̇ιτ' ι κένι πε̱ρχ̇έρε̱
με βέτε̱χ̇ενε̱ τȣ́αϊ: πό μȣ́α νȣκε̱ με̱
12 κένι πε̱ρχ̇έρε̱. Σεπσέ κε̱jό κȣρ dέρδι
κε̱τέ̱ βάj έρε μbι τρȣ́πτ τίμ, ε bε̱ρι
κε̱τέ̱ πε̱ρ τε̱ κάλȣρε̱ μȣ́α νdε̱ βάρ̇.
13 Με τε̱ βε̱ρτέτε̱ πο ȣ θέμ jȣ́βε, κȣdό
κ̇ε̱ τε̱ λ̔ετσ̈ίτετε̱ κύϊ ȣνγ̇ίλ νdε̱
γ̇ίθε̱ bότε̱τ, dοτε̱ φλ̔ίτετ' εδέ σε τσ̈'
πȣνε̱ bε̱ρι κε̱jό, κ̇ε̱ τε̱ μbάχ̇ετε̱ μέ̱ντ.
14 Ατε̱χ̇έρε ν̇έ̱ νγα τε̱ dυ-μbε̱-δίετε̱τε̱,
αΰ κ̇ε̱ κ̇jȣ́χ̇εϊ Jȣ́δε̱ Ισκαριότι,
15 βάτε τε κρυε-πρίφτε̱ριτ' ε θά, Τσ̈'
dότε̱ μ' έπνι, εδέ ȣνε̱ τ' ȣ άπ jȣ́βε
ατέ̱ νdε̱ρ dȣ́αρ; Εδέ ατά ι δάνε̱ τριδίετ'
16 αργ̇έ̱νdα. Εδέ κ̇ε̱ μb' ατέ̱ χ̇έρε̱
κε̱ρκόντε κόχ̇ε̱ τα έπτε νdε̱ρ dȣ́αρ.
17 Εδέ dίτε̱ν' ε πάρε̱ ε τε̱ πα-bρȣμιεβετ,
νdσέ̱νε̱σιτ' έρθνε̱ πε̱ράνε̱ Jισȣ̃ϊτ
ε ι θάνε̱, Κȣ́ dό τε̱ bέ̱jμε̱
γατί πε̱ρ τȣ̃ϊ τε̱ χ̇α̃τσ̈ πάσ̈κε̱νε̱;

18 σχα; Καὶ ἐκεῖνος εἶπεν, Ὑπάγετε εἰς
τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε
πρὸς αὐτὸν, Ὁ διδάσκαλος λέγει,
Ὁ καιρός μου ἐπλησίασεν· ἐν τῇ οἰκίᾳ
σου θέλω κάμει τὸ πάσχα μετὰ
19 τῶν μαθητῶν μου. Καὶ ἔκαμον οἱ μαθηταὶ
καθὼς παρήγγειλεν εἰς αὐτοὺς ὁ
Ἰησοῦς· καὶ ἡτοίμασαν τὸ πάσχα.

20 Ὅτε δὲ ἔγεινεν ἑσπέρα, ἐκάθητο
εἰς τὴν τράπεζαν μετὰ τῶν δώδεκα·
21 καὶ ἐνῷ ἔτρωγον, εἶπεν, Ἀληθῶς σᾶς
λέγω, ὅτι εἷς ἐξ ὑμῶν θέλει μὲ παραδώσει.
22 Καὶ λυπούμενοι σφόδρα, ἤρχισαν
νὰ λέγωσι πρὸς αὐτὸν ἕκαστος
23 αὐτῶν, Μήπως ἐγὼ εἶμαι, Κύριε; Ὁ
δὲ ἀποκριθεὶς εἶπεν, Ὁ ἐμβάψας μετ'
ἐμοῦ ἐν τῷ πινακίῳ τὴν χεῖρα, οὗτος
24 θέλει μὲ παραδώσει. Ὁ μὲν Υἱὸς τοῦ
ἀνθρώπου ὑπάγει, καθὼς εἶναι γεγραμμένον
περὶ αὐτοῦ· οὐαὶ δὲ εἰς τὸν
ἄνθρωπον ἐκεῖνον, διὰ τοῦ ὁποίου ὁ
Υἱὸς τοῦ ἀνθρώπου παραδίδεται· καλὸν
ἦτο εἰς τὸν ἄνθρωπον ἐκεῖνον, ἂν δὲν
25 ἤθελε γεννηθῇ· Ἀποκριθεὶς δὲ ὁ Ἰούδας,
ὅστις παρέδιδεν αὐτὸν, εἶπε, Μήπως
ἐγὼ εἶμαι, Ῥαββί; Λέγει πρὸς
αὐτὸν, Σὺ εἶπας.

26 Καὶ ἐνῷ ἔτρωγον, λαβὼν ὁ Ἰησοῦς
τὸν ἄρτον, καὶ εὐλογήσας, ἔκοψε, καὶ
ἔδιδεν εἰς τοὺς μαθητὰς, καὶ εἶπε, Λάβετε,
φάγετε· τοῦτο εἶναι τὸ σῶμά
27 μου. Καὶ λαβὼν τὸ ποτήριον, καὶ εὐχαριστήσας,
ἔδωκεν εἰς αὐτοὺς, λέγων,
28 Πίετε ἐξ αὐτοῦ πάντες· διότι τοῦτο
εἶναι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης,
τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον
29 εἰς ἄφεσιν ἁμαρτιῶν. Σᾶς λέγω δὲ,
ὅτι δὲν θέλω πίει εἰς τὸ ἑξῆς ἐκ τούτου
τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως
τῆς ἡμέρας ἐκείνης, ὅταν πίνω αὐτὸ
νέον μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ
Πατρός μου.

18 Εδέ αύ θά, Σ̈κόνι νdε̱ κ̇υτέτ τεκ
ακ τσίλ̃ι, εδέ ι θόνι, Με̱σόν̇ε̱σι θότε̱,
Κόχ̇α ίμε έ̱σ̈τ' άφε̱ρε̱: dοτε̱ ɓέ̱ν̇
πάσ̈κε̱νε̱ τε τί ɓάσ̈κε̱ με νdσέ̱νε̱σιτ
19 ε μΐ. Εδέ νdσέ̱νε̱σιτε̱ ɓέ̱νε̱ σ̈ικȣ́νdρε̱
ι ποροσίτι Jισȣ̃ϊ, εδέ ɓέ̱νε̱ γατΐ
πάσ̈κε̱νε̱,

20 Εδέ κȣρ ȣνγρύς, ίσ̈τε τȣκε νdέν̇ȣρε̱
νdε̱ με̱σάλε̱ ɓάσ̈κε̱ με τε̱
21 dυ-μɓε̱-δ̃ιετε̱τ: εδέ ατά τεκ ίσ̈ινε̱
τȣκε νγρέ̱νε̱, θά, Με τε̱ ϐε̱ρτέτε̱ πο
ȣ θέμ jȣ́ϐε, σε ν̇έ̱ νγα jȣ́, dοτε̱ με̱
22 τραθτόν̇ε̱. Εδέ ατά ȣ χ̇ελ̃μȣ́ανε̱ φόρτ,
ε ζȣ̃νε̱ τ' ι θόνε̱ γ̇ιθε̱-σε-τσίλ̃ι νγα
23 ατά, Ζότ, μος jάμ ȣ́νε̱; Εδέ αύ
ȣπε̱ργ̇έκ̇ ε θά, Αύ κ̇ε̱ νγ̇έȣ dόρε̱νε̱
νdε̱ κȣ́πε̱τ ɓάσ̈κε̱ με μȣα, κύϊ dοτε̱
24 με̱ άπε̱ νdε̱ρ dȣ́αρ. Ι Βΐρ' ι ν̇ερίȣτ
ϐέτε σικȣ́νdρε̱ έ̱σ̈τε̱ σ̈κρȣ́αρε̱ πε̱ρ
ατέ̱: πό μιέρ αύ ν̇ερΐ, πρέϊ τε̱ τσίλ̃ιτ
έπετε̱ νdε̱ρ dȣ́αρ ι Βΐρ' ι ν̇ερίȣτ
έ̱σ̈τε̱ μίρε̱ πε̱ρ ατέ̱ ν̇ερΐ, τε̱ μος
25 κίσ̈τε λ̃ίνdȣρε̱. Εδέ Jȣ́δα, αύ κ̇ε̱ ȣ
τραθτȣ̃ϊ, ȣπε̱ργ̇έκ̇ ε θά, Μος jάμ ȣ́νε̱,
Ραϐϐί; Ι θότ' ατΐ, Τί πο θȣ́α.

26 Εδέ ατά κȣρ ίσ̈ινε̱ τȣκε νγρέ̱νε̱,
Jισȣ̃ϊ μόρι ɓȣ́κε̱νε̱, εδέ σι ε ɓεκȣ̃ϊ,
ε θέȣ, ε ȣα δά νdσέ̱νε̱σε̱ϐετ, εδέ θά,
Μέρ̇νι ε χ̇άνι: κύϊ έ̱σ̈τε̱ τρȣ́πι ίμ.
27 Εδέ μόρι ποτίρινε̱, εδέ σι ȣφάλ̃
νdέρσε̱, ȣα δά ατύρε, τȣκε θέ̱νε̱,
28 Πίνι τε̱ γ̇ίθε̱ πρέϊ κε̱τΐ: σεπσέ κύϊ
έ̱σ̈τε̱ γ̇άκȣ ίμ ι διάτε̱σε̱ ρε̃, κ̇ε̱ dέρδετε̱
πε̱ρ σ̈ȣμε̱, πε̱ρ νdε̱jέσε̱ν' ε φάjεϐετ.
29 Εδέ πο ȣ θέμ jȣ́ϐε, σε νȣκε̱
κάμ πε̱ρ τε̱ πίρε̱ κ̇ε̱ νdασ̈τί ε τȣτjε
νγα κε̱jό πέμε̱ κ̇ε̱ πίελ χ̇ερδία, γ̇ερ
μɓ' ατέ̱ dίτε̱, κȣρ τα πΐ τε̱ ρε̃
ɓάσ̈κε̱ με jȣ́ νdε̱ μɓε̱ρετε̱ρίτ τε̱
τιμ-έτι.

30 Καὶ ἀφοῦ ὕμνησαν, ἐξῆλθον εἰς τὸ
ὄρος τῶν ἐλαιῶν.

31 Τότε λέγει πρὸς αὐτοὺς, ὁ Ἰησοῦς,
Πάντες ὑμεῖς θέλετε σκανδαλισθῆ ἐν
ἐμοὶ τὴν νύκτα ταύτην· διότι εἶναι
γεγραμμένον, Θέλω πατάξει τὸν ποιμένα,
καὶ θέλουσι διασκορπισθῆ τὰ
32 πρόβατα τῆς ποίμνης· ἀφοῦ δὲ ἀναστηθῶ,
θέλω ὑπάγει πρότερον ὑμῶν
33 εἰς τὴν Γαλιλαίαν. Ἀποκριθεὶς δὲ ὁ
Πέτρος, εἶπε πρὸς αὐτὸν, Καὶ ἂν πάντες
σκανδαλισθῶσιν ἐν σοὶ, ἐγὼ ποτὲ
34 δὲν θέλω σκανδαλισθῆ. Εἶπε πρὸς αὐτὸν
ὁ Ἰησοῦς, Ἀληθῶς σοὶ λέγω, ὅτι
ταύτην τὴν νύκτα πρὶν φωνάξῃ ὁ
ἀλέκτωρ, τρὶς θέλεις μὲ ἀπαρνηθῆ.
35 Λέγει πρὸς αὐτὸν ὁ Πέτρος, Καὶ ἂν
γείνῃ χρεία νὰ ἀποθάνω μετὰ σοῦ, δὲν
θέλω σὲ ἀπαρνηθῆ. Ὁμοίως εἶπον καὶ
πάντες οἱ μαθηταί.

36 Τότε ἔρχεται μετ' αὐτῶν ὁ Ἰησοῦς
εἰς χωρίον λεγόμενον Γεθσημανῆ· καὶ
λέγει πρὸς τοὺς μαθητὰς, Καθίσατε
αὐτοῦ, ἕωσοῦ ὑπάγω καὶ προσευχηθῶ
ἐκεῖ.

37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ
τοὺς δύο υἱοὺς τοῦ Ζεβεδαίου, ἤρχισε
38 νὰ λυπῆται καὶ νὰ ἀδημονῇ. Τότε λέγει
πρὸς αὐτοὺς, Περίλυπος εἶναι ἡ
ψυχή μου ἕως θανάτου· μείνατε ἐδῶ
καὶ ἀγρυπνεῖτε μετ' ἐμοῦ.

39 Καὶ προχωρήσας ὀλίγον, ἔπεσεν ἐπὶ
πρόσωπον αὐτοῦ, προσευχόμενος καὶ
λέγων, Πάτερ μου, ἐὰν ἦναι δυνατὸν,
ἂς παρέλθῃ ἀπ' ἐμοῦ τὸ ποτήριον
τοῦτο· πλὴν οὐχὶ ὡς ἐγὼ θέλω, ἀλλ'
ὡς σύ.

40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς, καὶ
εὑρίσκει αὐτοὺς κοιμωμένους. καὶ λέγει
πρὸς τὸν Πέτρον, Οὕτω δὲν ἠδυνήθητε
μίαν ὥραν νὰ ἀγρυπνήσητε
41 μετ' ἐμοῦ; ἀγρυπνεῖτε καὶ προσεύχε-

30 Εδέ ατά σι πσάλ̇νε̰, dȣ́αλνε̰ νdε̰
μάλ̇τ τε̰ Ȣλίν̇ϐετ.

31 Ατε̰χ̇έρε Jισȣ̃ϊ ȣ θότ' ατύρε, Γ̇ίθε̰
jȣ́ dοτε̰ σκανδαλ̇ίσενι μbε̰ μȣ́α κε̰τέ̰
νάτε̰: σεπσέ ἔ̰σ̈τε̰ σ̈κρȣ́αρε̰, Dοτ' ι
bίε bαρῖȣτ, εδέ δἔ̰ντ' ε τȣ́φε̰σε̰ dοτε̰
32 πε̰ρνdάχ̇ενε̰: εδέ πασσί τε̰ νγ̇ᾶλεμ
ȣ́νε̰, dοτε̰ ϐέτε πε̰ρπάρα jȣ́σ̈ νdε̰
33 Γαλ̇ιλ̇έ̰τ. Εδέ Πιέτρι ȣπε̰ργ̇έκ̇ ε ι
θά, Εδέ τε̰ γ̇ίθε̰ νdε̰ ȣσκανδαλ̇ίστσ̈ινε̰
μbε̰ τῦϊ, ȣ́νε̰ νȣκε̰ dοτε̰ σκαν-
34 δαλ̇ίσεμ κȣ́ρ̇ε̰. Jισȣ̃ϊ ι θά, Με τε̰
ϐε̰ρτέτε̰ πο τε̰ θέμ, σε κε̰τέ̰ νάτε̰,
πε̰ρπάρα σε τε̰ κε̰νdόν̇ε̰ γ̇έλ̇ι, τρῖ
35 χ̇έρε̰ dοτε̰ με̰ μοχ̇όντσ̈. Πιέτρι ι
θότε̰, Εδέ νdε̰ ȣdάσ̈τε̰ τε̰ ϐdές ȣνε̰
bάσ̈κε̰ με τῦϊ, νȣκε̰ dοτε̰ μοχ̇όν̇
τῦϊ. Κε̰σ̈τȣ θάνε̰ εδέ γ̇ίθε̰ νdσε̰νε̰σιτε̰.

36 Ατε̰χ̇έρε Jισȣ̃ϊ ϐιέν bάσ̈κε̰ με ατά
νdε̰ ν̇έ̰ φσ̈άτ κ̇ε̰ θȣ́χ̇ετε̰ Γ̇εθσιμανί:
εδέ ȣ θότε̰ νdσε̰νε̰σε̰ϐετ, Ρ̇ίνι ατύ,
γ̇ερσᾶ τε̰ φάλ̇εμ ατιέ.

37 Εδέ μόρι με ϐέτε̰χ̇ε Πιέτριν' εδέ
dύ τε̰ bίjτ' ε Ζεϐεδέȣτ, ε ζȣ̃ρι τε̰
38 χ̇ιδε̰ρόνετ' εδέ τ'ι ϐίν̇ε̰ ρε̰νdε̰. Ατε̰χ̇έρε
ȣ θότ' ατύρε, Σ̈πίρτι ίμ ἔ̰σ̈τ'
ι χ̇ιδε̰ρȣ́αρσ̈ιμ γ̇ερ μbε̰ ϐdέκε̰jε: μbέτȣνι
κε̰τȣ, εδέ ρ̇ίνι σκ̇ȣ́αρε̰ bάσ̈κε̰
με μȣ́α.

39 Εδέ σι ϐάτε πάκε̰ζε̰ με̰ τέjε̰, ρᾶ
με φάκ̇ε πε̰ρμbύς, τȣκε φάλ̇ȣρ' ε
τȣκε θἔ̰νε̰, Ᾱτι ίμ, νdε̰ κ̇όφτε̰ σε
μȣντ τε̰ bε̰νετε̰, λ̇έτε̰ χ̇ίκ̇ετε̰ πρέϊ
μέjε κε̰jό κȣ́πε̰: πό jό σι dȣ́α
ȣ́νε̰, πό σι τε̰ dȣ́ατσ̈ τί.

40 Εδέ ϐιέν τε νdσέ̰νε̰σιτε̰, ε ι γ̇ε̃ν
τȣκε φjέτȣρε̰, εδέ ι θότε̰ Πιέτριτ,
Κε̰σ̈τȣ νȣκε̰ μȣ́νττε̰ τε̰ ρ̇ῖνι σκ̇ȣ́αρε̰
41 ν̇ε̰ όρε̰ bάσ̈κε̰ με μȣ́α; ρ̇ίνι σκ̇ȣ́αρε̰

σθε, διὰ νὰ μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ
σὰρξ ἀσθενής.

42 Πάλιν ἐκ δευτέρου ὑπῆγε καὶ προσευχήθη, λέγων, Πάτερ μου, ἐὰν δὲν
ἦναι δυνατὸν τὸ ποτήριον τοῦτο νὰ
παρέλθῃ ἀπ' ἐμοῦ, χωρὶς νὰ πίω αὐτὸ,
γενηθήτω τὸ θέλημά σου.

43 Καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν
κοιμωμένους· διότι οἱ ὀφθαλμοὶ αὐτῶν
ἦσαν βεβαρημένοι.

44 Καὶ ἀφήσας αὐτοὺς, ὑπῆγε πάλιν καὶ
προσευχήθη ἐκ τρίτου, εἰπὼν τὸν αὐτὸν λόγον.

45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ λέγει πρὸς αὐτοὺς, Κοιμᾶσθε
τὸ λοιπὸν, καὶ ἀναπαύεσθε· ἰδοὺ,
ἐπλησίασεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδεται εἰς χεῖρας ἁμαρτωλῶν·
46 ἐγέρθητε, ἂς ὑπάγωμεν· ἰδοὺ,
ἐπλησίασεν ὁ παραδίδων με.

47 Καὶ ἐνῷ αὐτὸς ἐλάλει ἔτι, ἰδοὺ, ὁ
Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθε· καὶ μετ'
αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ
ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων
48 τοῦ λαοῦ. Ὁ δὲ παραδίδων
αὐτὸν ἔδωκεν εἰς αὐτοὺς σημεῖον, λέγων, Ὅντινα φιλήσω, αὐτὸς εἶναι·
49 πιάσατε αὐτόν. Καὶ εὐθὺς πλησιάσας
πρὸς τὸν Ἰησοῦν, εἶπε, Χαῖρε, Ραββί·
50 καὶ κατεφίλησεν αὐτόν. Ὁ δὲ Ἰησοῦς
εἶπε πρὸς αὐτὸν, Φίλε, διατί ἦλθες;
Τότε προσελθόντες, ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐπίασαν αὐτόν.

51 Καὶ ἰδοὺ, εἷς τῶν μετὰ τοῦ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα, ἔσυρε τὴν μάχαιραν αὐτοῦ, καὶ κτυπήσας τὸν δοῦλον
τοῦ ἀρχιερέως, ἀπέκοψε τὸ ὠτίον αὐτοῦ.
52 Τότε λέγει πρὸς αὐτὸν ὁ Ἰησοῦς,
Ἐπίστρεψον τὴν μάχαιράν σου εἰς τὸν

εδέ φάλ̈ȣνι, κ̇ε̱ τε̱ μος χ̇ῦνι νdε̱ νγάσε̱jε: σεπσέ σ̈πῖρτι έ̱σ̈τ' ι γατίσ̈ιμ, πό
μίσ̈ι έ̱σ̈τ' ι πα-φȣκ̇ίσ̈ιμ.

42 Πε̱ρσε̱ρῖ πε̱ρ σε̱ dύτι ϐάτε εδέ
ȣφάλ̈, τȣκε θε̱νε̱, Α͂τι ίμ, νdε̱ κ̇όφτε̱ σε νȣκε̱ μȣ́ντ τε̱ χ̇ίκ̇ετε̱ πρέϊ
μέjε κε̱jό κȣ́πε̱, κ̇ε̱ τε̱ μος ε πῖ
ατέ̱, ȣϐέ̱φτε̱ έ̱νdα jότε.

43 Εδέ έρδι ε ι γ̇ε̃ν πε̱ρσε̱ρῖ τȣκε
φjέτȣρε̱: σεπσέ σῦτ' ε ατύρε ίσ̈ινε̱
ρε̱νdȣ́αρε̱.

44 Εδέ σι ι λ̇ά ατά, ϐάτε πε̱ρσε̱ρῖ,
ε ȣφάλ̈ πε̱ρ σε̱ τρέτι, τȣκε θε̱νε̱ πο
ατέ̱ φιάλ̈ε̱.

45 Ατε̱χ̇έρε ϐιέν τε νdσέ̱νε̱σιτ' ε τῖ,
εδέ ȣ θότ' ατύρε, Φλ̇ίνι πρᾶ, εδέ
πρέ̱χ̇ι: jά τεκ ȣαφε̱ρȣα όρα, εδέ ι
Βῖρ' ι ν̇ερίȣτ έπετε̱ νdε̱ρ dȣ́αρ τε̱ φαjτόρε̱ϐετ:
46 νγρέȣνι, λ̈ετε̱ ϐέμι: jά
τεκ ȣαφε̱ρȣ́α αΰ κ̇ε̱ dοτε̱ με̱ άπε̱
νdε̱ρ dȣ́αρ.

47 Εδέ αΰ κȣρ ίσ̈τε πο τȣκε φόλ̈ȣρε̱,
jά τεκ έρδι Jȣ́δα, ν̇έ̱ νγα τε̱ dυμbε̱-δίετε̱τε̱, εδέ bάσ̈κε̱ με ατέ̱ έρθνε̱
σ̈ȣμε̱ γ̇έ̱νdε̱jε με θίκα ε με dρȣ̃,
νγα άν' ε κρυε-πρίφτε̱ρε̱ϐετ εδέ
48 πλ̇έκ̇ϐετ λαȣ̈ζιτ. Εδέ αΰ κ̇ε̱ ε έπ
ατέ̱ νdε̱ρ dȣ́αρ ȣ δά ατύρε σ̈έν̇ε̱,
τȣκε θε̱νε̱, Ατέ̱ κ̇ε̱ τε̱ πȣ́θ ȣ́νε̱, αΰ
49 έ̱σ̈τε̱: ζίρενι ατέ̱. Εδέ πε̱ρν̇ε̱χ̇έρε̱
έρδι πε̱ράνε̱ Jισȣ̃ϊτ ε θά, Γε̱ζόνȣ,
50 Ραϐϐί: εδέ ε πȣ́θι. Εδέ Jισȣ̃ϊ ι θά,
Μίκ, πε̱ρσέ έρδε; Ατε̱χ̇έρε ȣαφε̱ρȣ́ανε̱,
ε ϐȣ̃νε̱ dȣ́αρε̱τε̱ μbι Jισȣ̃νε̱, εδέ ε
ζȣ̃νε̱.

51 Εδέ jά ν̇έ̱ νγα ατά κ̇ε̱ ίσ̈ινε̱ bάσ̈κε̱ με Jισȣ̃νε̱ ν̇γ̇άτι dόρε̱νε̱, ε νdσόρι
θίκε̱ν' ε τῖ, εδέ ι ρᾶ σ̈ε̱ρbε̱τόριτ
52 κρυε-πρίφτιτ, ε ι πρέȣ ϐέσ̈ινε̱. Ατε̱χ̇έρε Jισȣ̃ϊ ι θότ' ατῖ, Κε̱θέ θίκε̱νε̱

τόπον αὐτῆς· διότι πάντες ὅσοι πιά-
σωσι μάχαιραν, διὰ μαχαίρας θέλουσιν
53 ἀπολεσθῇ. Ἢ νομίζεις ὅτι δὲν δύνα-
μαι ἤδη νὰ παρακαλέσω τὸν Πατέρα
μου, καὶ θέλει στήσει πλησίον μου
περισσοτέρους παρὰ δώδεκα λεγεῶνας
54 ἀγγέλων; Πῶς λοιπὸν θέλουσι πλη-
ρωθῇ αἱ γραφαὶ, ὅτι οὕτω πρέπει νὰ
γείνῃ;

55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς
πρὸς τοὺς ὄχλους, Ὡς ἐπὶ ληστὴν
ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων νὰ
μὲ συλλάβητε; καθ' ἡμέραν ἐκαθή-
μην πλησίον ὑμῶν διδάσκων ἐν τῷ ἱε-
56 ρῷ, καὶ δὲν μὲ ἐπιάσατε. Τοῦτο δὲ ὅλον
ἔγεινε, διὰ νὰ πληρωθῶσιν αἱ γραφαὶ
τῶν προφητῶν.

Τότε οἱ μαθηταὶ πάντες ἀφήσαντες
αὐτὸν, ἔφυγον.

57 Οἱ δὲ πιάσαντες τὸν Ἰησοῦν, ἔφεραν
πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου συ-
νήχθησαν οἱ γραμματεῖς καὶ οἱ πρε-
σβύτεροι.

58 Ὁ δὲ Πέτρος ἠκολούθει αὐτὸν ἀπὸ
μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιε-
ρέως· καὶ εἰσελθὼν ἔσω, ἐκάθητο μετὰ
τῶν ὑπηρετῶν, διὰ νὰ ἴδῃ τὸ τέλος.

59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι
καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευ-
δομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, διὰ νὰ
60 θανατώσωσιν αὐτόν· καὶ δὲν εὗρον· καὶ
πολλῶν ψευδομαρτύρων προσελθόντων,
δὲν εὗρον· ὕστερον δὲ προσελθόντες
61 δύο ψευδομάρτυρες, εἶπον, Οὗτος εἶπε,
Δύναμαι νὰ χαλάσω τὸν ναὸν τοῦ
Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν νὰ οἰκο-
62 δομήσω αὐτόν. Καὶ σηκωθεὶς ὁ ἀρχιε-
ρεὺς, εἶπε πρὸς αὐτὸν, Δὲν ἀποκρίνε-
σαι; τί μαρτυροῦσιν οὗτοι κατὰ σοῦ;
63 Ὁ δὲ Ἰησοῦς ἐσιώπα.

τέ̱νdε νdε̱ ϐέ̱ντ τε̱ σᾶϊ: σεπσέ γ̇ίθ'
ατά κ̇ε̱ ϐε̱νε̱ dόρε̱ μbε̱ θίκε̱, πρέϊ
53 θίκε̱σε̱ dοτε̱ χ̇ȣμbάσε̱νε̱. Από τε̱ dȣ-
κετε̱ σε νȣκε̱ μȣ́ντ νdασ̈τί τ' ι λ̇ȣ-
τεμ τιμ-έτι, εδέ dοτε̱ με̱ νdσιέρ̇ε̱
πε̱ρπάρα μέ̱ τέπε̱ρε̱ σε dυ-μbε̱-
54 δ̇ίετε̱ λεγ̇εόνα έ̱νγ̇ε̱jσ̈; Κ̇ύσ̈ dοτε̱
μbȣ́σ̈ενε̱ πρᾶ σ̈κρόν̇ατε̱, σε κε̱σ̈τȣ
γ̇ᾶν τε̱ bέ̱νετε̱;

55 Μb' ατέ̱ όρε̱ Jισȣ̃ϊ ι θά γ̇έ̱νdε̱-
jεσε̱, Ποσί μbε̱ κȣρσάρε̱ κένι dάλ̇ε̱
με θίκα ε με dρȣ̄ τε̱ με̱ ζέ̱ρι; πε̱ρ-
dίτα ρ̇ίν̇αμ τε jȣ́ τȣκε με̱σȣ́αρε̱ νdε̱
56 χ̇ιερόρετ, εδέ νȣκε̱ με̱ ζȣ̃τε̱. Πό
γ̇ίθε̱ κε̱jό ȣbε̱̃, κ̇ε̱ τε̱ μbȣ́σ̈ενε̱ σ̈κρό-
ν̇ατ' ε προφίτε̱ϐετ.

Ατε̱χ̇έρε γ̇ίθε̱ νdσέ̱νε̱σιτ' ε λ̇άνε̱,
ε ίκνε̱.

57 Εδέ ατά σι ζȣ̃νε̱ Jισȣ̃νε̱, ε
πρȣ́νε̱ τε Καϊάφα κρυε-πρίφτι, ατιέ
κȣ ίσ̈ινε̱ μbε̱λ̇έδȣρε̱ σ̈κρόν̇ε̱σιτ' εδέ
πλ̇έκ̇τε̱.

58 Πό Πιέτρι ι ϐάτε πράπα πε̱ρ σε̱
λ̇άργȣ, γ̇ερ νd' αϐλΐτ τε̱ κρυε-πρί-
φτιτ: εδέ σι χ̇ῦρι bρέ̱νdα, ρ̇ίντε
bάσ̈κε̱ με σ̈ε̱ρbε̱τόρε̱τε̱, κ̇ε̱ τε̱ σ̈όχ̇ε̱
φȣ́νdινε̱.

59 Εδέ κρυε-πρίφτε̱ριτ' ε πλ̇έκ̇τ'
ε γ̇ίθε̱ bασ̈κε̱-νdέν̇ια κε̱ρκόνινε̱
μαρτιρῖ τε̱ ρ̇έμε κȣ́νdρε̱ Jισȣ̃ϊτ, κ̇ε̱
τα ϐρίσινε̱ ατέ̱, πό νȣκε̱ γ̇έτνε̱:
60 εδέ νdόνε̱σε έρθνε̱ σ̈ȣ́με̱ μαρτίρε̱ τε̱
ρ̇έμ, πό νȣκε̱ γ̇έτνε̱: εδέ παστάϊ
61 έρθνε̱ dύ μαρτίρε̱ τε̱ ρ̇έμ, ε θάνε̱,
Κύϊ θά, σε **Μȣ́ντ** τε̱ πρίσ̈ τέμπȣλιν'
ε Πε̱ρε̱νdίσε̱, εδέ πε̱ρ τρῖ dίτ τα
62 νdε̱ρτόν̇ ατέ̱. Εδέ κρυε-πρίφτι ȣνγ̇ρέ̱
ε ι θά, Νȣκε̱ πε̱ργ̇ίγ̇ε φάρε;
τσ̈' μαρτιρίσν̇ε̱νε̱ κε̱τά κȣ́νdρε̱ τέjε;
63 Πό Jισȣ̃ϊ νȣκε̱ bέ̱ντε ζέ̱.

Καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς, εἶπε
πρὸς αὐτὸν, Σὲ ὁρκίζω εἰς τὸν Θεὸν
τὸν ζῶντα, νὰ εἴπῃς πρὸς ἡμᾶς, ἂν
σὺ ἦσαι ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ.
64 Λέγει πρὸς αὐτὸν ὁ Ἰησοῦς, Σὺ εἶπας·
πλὴν σᾶς λέγω, Εἰς τὸ ἑξῆς θέλετε
ἰδεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον
ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμε-
νον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

65 Τότε ὁ ἀρχιερεὺς διέσχισε τὰ ἱμάτια
αὐτοῦ, λέγων, Ὅτι ἐβλασφήμησε· τί
χρείαν ἔχομεν πλέον μαρτύρων; ἰδοὺ,
τώρα ἠκούσατε τὴν βλασφημίαν αὐ-
66 τοῦ. Τί σᾶς φαίνεται; Καὶ ἐκεῖνοι ἀπο-
κριθέντες εἶπον, Ἔνοχος θανάτου εἶ-
67 ναι. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον
αὐτοῦ, καὶ ἐγρόνθισαν αὐτόν· ἄλλοι
68 δὲ ἐῤῥάπισαν, λέγοντες, Προφήτευσον
εἰς ἡμᾶς, Χριστὲ, τίς εἶναι ὅστις σὲ
ἐκτύπησεν;

69 Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ
αὐλῇ· καὶ προσῆλθε πρὸς αὐτὸν μία
δούλη, λέγουσα, Καὶ σὺ ἦσο μετὰ Ἰη-
70 σοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήθη ἔμ-
προσθεν πάντων, λέγων, Δὲν ἐξεύρω
71 τί λέγεις. Καὶ ὅτε ἐξῆλθεν εἰς τὸν
πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει
πρὸς τοὺς ἐκεῖ, Καὶ οὗτος ἦτο μετὰ
72 Ἰησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν
ἠρνήθη μεθ' ὅρκου, Ὅτι δὲν γνωρίζω
73 τὸν ἄνθρωπον. Μετ' ὀλίγον δὲ προσελ-
θόντες οἱ ἑστῶτες, εἶπον πρὸς τὸν Πέ-
τρον, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶσαι.
διότι ἡ λαλιά σου σὲ κάμνει φανερόν.

74 Τότε ἤρχισε νὰ καταναθεματίζῃ καὶ
νὰ ὀμνύῃ, Ὅτι δὲν γνωρίζω τὸν ἄν-
θρωπον. Καὶ εὐθὺς ἐφώναξεν ὁ ἀλέ-
75 κτωρ. Καὶ ἐνεθυμήθη ὁ Πέτρος τὸν
λόγον τοῦ Ἰησοῦ, ὅστις εἶχεν εἰπεῖ

Εδέ κρυε-πρίφτι ȣπε̱ργέκ̇ ε ι θά,
Τε̱ ϐε̱ μbε̱ bε̄ πε̱ρ Περε̱νdίν' ε
γ̇άλε̱, τε̱ να θȣατσ̈, νdε̱ jε̄ τί Κρί-
64 σ̈τι ι Βῖρ' ι Περε̱νdίσε̱. Jισȣ̈ῖ ι θότ'
ατῖ, Τί πο θȣα: πό ȣνε̱ πο ȣ θέμ
jȣϐε, σε Κ̇ε̱ νdασ̈τί ε πασκε̱τάj
dοτε̱ σ̈ίχ̇νι τε̱ Βῖρ' ε ν̇ερίȣτ τȣκε
νdέν̇ȣρε̱ μb' άνε̱ τε̱ dιάθτε̱ τε̱ φȣ-
κ̇ίσε̱, εδέ τȣκε άρδȣρε̱ μbι ρε̄τ τε̱
65 κ̇ιέλιτ. Ατε̱χ̇έρε κρυε-πρίφτι τσ̈όρι
ρ̇όbατ' ε τίjα, τȣκε θε̱νε̱, σε ϐλασ-
φιμίσι: τσ̈' νεϐόjε̱ κέμι με̱ πε̱ρ μαρ-
τίρε̱; jά νdασ̈τί τεκ ε dε̱γ̇ȣατε̱
66 ϐλασφιμῖν' ε ατῖ. Σί ȣ dȣκετε̱
jȣϐε; Εδέ ατά ȣπε̱ργ̇έκ̇νε̱ ε θάνε̱,
67 Ἔ̱σ̈τε̱ φαjτȣαρ πε̱ρ ϐdέκε̱jε. Ατε̱-
χ̇ερε ι πε̱σ̈τύνε̱ ατε̱ νdε̱ρ σῦ, εδέ ι
ράνε̱ με σ̈ȣπλ̇άκα: εδέ τε̱ τιέρε̱ ι
68 ρ̇άνε̱ με σ̈ȣφρα, τȣκε θε̱νε̱, Προφι-
τέπσ-να, ο Κρίσ̈τ, τσίλ̇ι ε̱σ̈τ' αύ κ̇ε̱
τε̱ ρᾶ;

69 Εδέ Πιέτρι ρ̇ίντε πε̱ρjάσ̈τα νd'α-
ϐλῖ: εδέ ι έρδι πε̱ράνε̱ ν̇ε̱ σ̈ε̱ρbε̱-
τόρε, τȣκε θε̱νε̱, Εδέ τί ίσ̈ν̇ε bάσ̈κε̱
70 με Jισȣ̃ Γαλιλ̇έασινε̱. Πό αύ ε
μοχ̇ȣ̃ῖ πε̱ρπάρα τε̱ γ̇ίθε̱ϐε, τȣκε θε̱νε̱,
71 Νȣκε̱ dί σε τσ̈' θȣα. Εδέ αύ κȣρ
dόλι νdε̱ dέρε̱τ τ' αϐλίσε̱, ε πᾶ ατε̱
ν̇ε̱ τιάτε̱ρε̱, εδέ ȣ θότ' ατύρε κ̇ε̱ ίσ̈ινε̱
ατιέ, Εδέ κύϊ ίσ̈ bάσ̈κε̱ με Jισȣ
72 Ναζ̆ορέασινε̱. Εδέ πε̱ρσε̱ρί ε μοχ̇ȣ̃ῖ
με bε̄, Σε νȣκ' ε ν̇όχ̇ ατε̱ ν̇ερῖ.
73 Εδέ πας πάκε̱ζε̱ έρθνε̱ πε̱ρᾶν' ατῖ
ατά κ̇ε̱ ίσ̈ινε̱ τȣκε νdέν̇ȣρε̱, ε ι θάνε̱
Πιέτριτ, Με τε̱ ϐε̱ρτέτε̱ εδέ τί jε̄
νγα ατά: σεπσέ εδέ τε̱ φόλ̇ȣριτε̱
74 τάτ τε̱ dε̱φτέν τῦϊ. Ατε̱χ̇έρε ζȣ̃ρι τε̱
νέ̱μν̇ε̱ ε τε̱ bέ̱ν̇ε̱ bε̄, Σε νȣκ' ε ν̇όχ̇
75 ατε̱ ν̇ερῖ. Εδέ πε̱ρν̇ε̱χ̇έρε̱ κε̱νdȣ̃ῖ
γ̇έλ̇ι. Ατε̱χ̇έρε ι ρᾶ νdε̱ρ με̱ντ Πιέ-

πρὸς αὐτὸν, Ὅτι πρὶν φωνάξῃ ὁ ἀλέκτωρ, τρὶς θέλεις μὲ ἀπαρνηθῇ. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.

Κεφ. κζ'.

1 ὍΤΕ δὲ ἔγεινε πρωῒ, συνεβουλεύθησαν πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ διὰ νὰ θα-
2 νατώσωσιν αὐτόν. Καὶ δέσαντες αὐτὸν, ἔφεραν καὶ παρέδωκαν αὐτὸν εἰς τὸν Πόντιον Πιλάτον τὸν ἡγεμόνα.

3 Τότε ἰδὼν ὁ Ἰούδας ὁ παραδόσας αὐτὸν, ὅτι κατεδικάσθη, μεταμεληθεὶς ἐπέστρεψε τὰ τριάκοντα ἀργύρια εἰς
4 τοὺς πρεσβυτέρους, λέγων, Ἥμαρτον παραδόσας αἷμα ἀθῶον. Οἱ δὲ εἶπον,
5 Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ, ἀνεχώρησε· καὶ ἀπελθὼν ἐκρεμάσθη.

6 Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, εἶπον, Δὲν εἶναι συγκεχωρημένον νὰ βάλωμεν αὐτὰ εἰς τὸ θυσαυροφυλάκιον· διότι εἶναι τιμὴ αἵματος.
7 Καὶ συμβουλευθέντες ἠγόρασαν μὲ αὐτὰ τὸν ἀγρὸν τοῦ κεραμέως, διὰ νὰ
8 ἐνταφιάζωνται ἐκεῖ οἱ ξένοι. Διὰ τοῦτο ὠνομάσθη ὁ ἀγρὸς ἐκεῖνος Ἀ-
9 γρὸς αἵματος, ἕως τῆς σήμερον. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος, Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ ἐκτιμηθέντος, τὸν ὁποῖον ἐξετίμησαν
10 ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὼς μοὶ παρήγγειλεν ὁ Κύριος.

11 Ὁ δὲ Ἰησοῦς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἠρώτησεν αὐτὸν ὁ ἡγε-

τριτ φιάλ' ε Jισȣ̃ϊτ κ̇ε̨ ι πάτ θε̨νε̨, Σε πε̨ρπάρα σε τε̨ κε̨νdόν̇ε̨ γ̇έλ̈ι, τρῖ χ̇έρε̨ dοτε̨ με̨ μοχ̇όντσ̈: εδέ dόλι jάσ̈τε̨, ε κ̇jᾶȣ χ̇ίδȣρε̨.

Κρε̃ϊ 27.

1 Εδέ σι ȣγε̨δΐ, γ̇ίθε̨ κρυε-πρίφτε̨ριτ, εδέ πλ̈έκ̇τ' ε λαȣ́ζιτ δάν' ε μȣ́αρνε̨ κε̨σ̈ίλε̨ κȣ́νdρε̨ Jισȣ̃ϊτ, κ̇ε̨ τα ϐρά-
2 σε̨νε̨. Εδέ σί ε λ̈ίθνε̨, ε σ̈πȣ́νε̨ εδέ ε δάνε̨ νdε̨ρ dȣ́αρ τε̨ Ποντί Πιλάτιτ κ̇ιϐερνιτᾶριτ.
3 Ατε̨χ̇έρε κȣρ πᾶ Jȣ́δα, αΰ κ̇ε̨ ε τραθτσ̈ῗ, σε ȣγ̇υκȣ́α πε̨ρ ϐdέκε̨jε, ȣπενdȣ́α, εδέ κε̨θέȣ πράπε̨ τε̨ τρι-δίετε̨ αργ̇ε̨νdατε̨ τε κρυε-πρίφτε̨ριτ' εδέ
4 τε πλ̈έκ̇τε̨, τȣκε θε̨νε̨, Φε̨jέϐα κ̇ε̨ δᾶσ̈ε̨ νdε̨ρ dȣ́αρ γ̇άκ τε̨ πα-φάj. Εδέ ατά θάνε̨, Τσ̈' πȣνε̨ κέμι νέϐε; τί
5 κε̃ πε̨ρ τε̨ πάρε̨. Εδέ αΰ χ̇όδι αργ̇ε̨νdατε̨ νdε̨ τέμπȣλε̨ ε ίκȣ: εδέ ϐάτε ε ȣϐᾶρ.
6 Εδέ κρυε-πρίφτε̨ριτε̨ σι μȣ́αρνε̨ αργ̇ε̨νdατε̨, θάνε̨, Νȣκ' ε̨σ̈τ' ε ȣ́δε̨σε̨ τ'ι ϐε̨με̨ ατό νdε̨ θεσᾶρ τε̨ τέμπȣ-
7 λιτ: σεπσέ jάνε̨ νdε̃ρ γ̇άκȣ. Εδέ σι μȣ́αρν' ε δάνε̨ κε̨σ̈ίλε̨, bλ̈ε̃νε̨ άρε̨ν' ε σ̈τε̨μbᾶριτ με ατό, πε̨ρ τε̨ κάλȣρε̨
8 νdε̨ ϐάρ τε̨ χ̇ȣαjτε̨. Πε̨ρανdάϊ αjό άρε̨ ȣκ̇jȣαϊτ Ἄρε̨ γ̇άκȣ, γ̇ερ μbε̨ dίτε̨
9 τε̨ σόρμε. Ατε̨χ̇έρε ȣμbȣσ̈ τσ̈ ε̨σ̈τε̨ θε̨νε̨ νγα άν' ε προφίτιτ Jερεμῖ, κ̇ε̨ θότε̨, Εδέ μȣ́αρνε̨ τε̨ τρι-δίετ' αργ̇ε̨νdατε̨, νdέριν' ε τε̨ τσ̈ε̨μȣ́αριτ, τε̨ τσίλ̈ιν' ε τσ̈ε̨μȣ́ανε̨ νγα τε̨ bίjτ' ε
10 Ισραΐλ̈ιτ, εδέ ι δάνε̨ νd' άρε̨ τε̨ σ̈τε̨μbᾶριτ, σικȣ́νdρε̨ με̨ ποροσίτι Ζότι.
11 Εδέ Jισȣ̃ϊ νdέν̇ι πε̨ρπάρα κ̇ιϐερ-

μῶν, λέγων, Σὺ εἶσαι ὁ Βασιλεὺς
τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς εἶπε
12 πρὸς αὐτὸν, Σὺ λέγεις, Καὶ ἐνῷ ἐκα-
τηγορεῖτο ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν
13 πρεσβυτέρων, οὐδὲν ἀπεκρίθη. Τότε λέ-
γει πρὸς αὐτὸν ὁ Πιλάτος, Δὲν ἀκούεις
14 πόσα σοῦ καταμαρτυροῦσι; Καὶ δὲν
ἀπεκρίθη πρὸς αὐτὸν οὐδὲ πρὸς ἕνα
λόγον· ὥστε ὁ ἡγεμὼν ἐθαύμαζε πολύ.

15 Κατὰ δὲ τὴν ἑορτὴν ἐσυνείθιζεν ὁ
ἡγεμὼν νὰ ἀπολύῃ εἰς τὸν ὄχλον ἕνα
16 δέσμιον, ὄντινα ἤθελον. Καὶ εἶχον τότε
δέσμιον περιβόητον, λεγόμενον Βαραβ-
17 βᾶν. Ἐνῷ λοιπὸν ἦσαν συνηγμένοι,
εἶπε πρὸς αὐτοὺς ὁ Πιλάτος, Τίνα θέ-
λετε νὰ σᾶς ἀπολύσω; τὸν Βαραβ-
βᾶν, ἢ τὸν Ἰησοῦν τὸν λεγόμενον Χρι-
18 στόν; Ἐπειδὴ ἤξευρεν ὅτι διὰ φθόνον
παρέδωκαν αὐτόν.

19 Ἐνῷ δὲ ἐκάθητο ἐπὶ τοῦ βήματος,
ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ,
λέγουσα, Ἄπεχε τοῦ δικαίου ἐκείνου·
διότι πολλὰ ἔπαθον σήμερον κατ᾽ ὄναρ
δι᾽ αὐτόν.

20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι
ἔπεισαν τοὺς ὄχλους νὰ ζητήσωσι τὸν
Βαραββᾶν, τὸν δὲ Ἰησοῦν νὰ ἀπολέ-
21 σωσι. Καὶ ἀποκριθεὶς ὁ ἡγεμὼν, εἶπε
πρὸς αὐτοὺς, Τίνα θέλετε ἀπὸ τῶν
δύο νὰ σᾶς ἀπολύσω; Οἱ δὲ εἶπον,
22 Τὸν Βαραββᾶν. Λέγει πρὸς αὐτοὺς ὁ
Πιλάτος, Τί λοιπὸν νὰ κάμω τὸν Ἰη-
σοῦν, τὸν λεγόμενον Χριστόν; Λέ-
γουσι πρὸς αὐτὸν πάντες, Σταυρωθή-
23 τω. Ὁ δὲ ἡγεμὼν εἶπε, Καὶ τί κα-
κὸν ἔπραξεν, Οἱ δὲ περισσότερον ἔκρα-
24 ζον, λέγοντες, Σταυρωθήτω. Καὶ ἰδὼν
ὁ Πιλάτος, ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ
μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ,

νιτᾶριτ: εδέ κ̇ιβερνιτᾶρι ε πύετι,
τȣκε θε̱νε̱, Τί jε̃ μbε̱ρέτι Jȣδέν̇βετ;
12 Εδέ Jισȣ̃ϊ ι θά, Τί πο θȣ́α. Εδέ αύ
κȣρ πε̱ρφλ̇ίτεϊ νγα κρυε-πρίφτε̱ριτε̱
εδέ νγα πλ̇έκ̇τε̱, νȣκε̱ πε̱ργ̇ίγεϊ φάρε.
13 Ατε̱χ̇έρε Πιλάτι ι θότε̱, Νȣκε̱ dε̱-
γ̇όν σᾶ μαρτιρίσν̇ε̱νε̱ κȣ́νdρε̱ τέjε;
14 Πό αύ νȣκ᾽ ι ȣπε̱ργ̇έκ̇ ας μbε̱
νdον̇ε̱̃ φιάλ̇ε̱, κάκ̇ε̱ σᾶ κ̇ιβερνιτᾶρι
τσ̈ȣdίτεϊ φόρτ.

15 Εδέ κ̇ιβερνιτᾶρι κίσ̈τε ζακόν πε̱ρ
τε̱ κρέ̱μτε τ᾽ ι λ̇ε̱σ̈όντε γ̇έ̱νdε̱jεσε̱
ν̇έ̱ τε̱ λ̇ίδȣρε̱, τσίλ̇ινε̱ τε̱ dόνινε̱ ατά.
16 Εδέ ατε̱χ̇έρε κίσ̈ινε̱ ν̇έ̱ τε̱ λ̇ίδȣρε̱ με
17 έμε̱ρε̱, κ̇ε̱ θȣ́χ̇εϊ Βαραββᾶ. Εδέ ατά
κȣρ ίσ̈ινε̱ μbε̱λ̇έδȣρε̱, Πιλάτι ȣ θά
ατύρε, Τσίλ̇ινε̱ dόνι τ᾽ ȣ λ̇ε̱σ̈όν̇
jȣ́βε; Βαραββᾶνε̱, από Jισȣ̃νε̱ κ̇ε̱
18 θȣ́χ̇ετε̱ Κρίσ̈τ; Σεπσέ ε dίντε σε ε
δάνε̱ νdε̱ρ dȣ́αρ νγα τσμίρι.

19 Εδέ αύ τȣκε νdέν̇ȣρε̱ μbι θρόντ
τε̱ γ̇ῦκ̇ιτ, γρȣ́αjα ε ατί dε̱ργο̃ϊ τεκ
αύ, ε ι θά, Τί μος ι bέ̱j γ̇ε̱̃ ατί τε̱
dρέϊτι: σεπσέ σότ πε̱σόβα σ̈ȣμε̱
νd᾽ έ̱νdε̱ρε̱ πε̱ρ ατέ̱.

20 Εδέ κρυε-πρίφτε̱ριτ᾽ εδέ πλ̇έκ̇τ᾽
ι μbȣ́σ̈νε̱ μέ̱νdε̱jενε̱ γ̇έ̱νdε̱jεσε̱, κ̇ε̱
τε̱ λ̇ύπν̇ε̱νε̱ Βαραββᾶνε̱, εδέ Jισȣ̃νε̱
21 τα πρίσ̈ν̇ε̱νε̱. Εδέ κ̇ιβερνιτᾶρι ȣπε̱ρ-
γ̇έκ̇, ε ȣ θά ατύρε, Τσίλ̇ινε̱ dόνι
νγα κε̱τά τε̱ dύ τ᾽ ȣ λ̇ε̱σ̈όν̇ jȣβε;
22 Εδέ ατά θάνε̱, Βαραββᾶνε̱. Πιλάτι
ȣ θότ᾽ ατύρε, Τσ̈᾽ dότα bέ̱ν̇ πρᾶ
Jισȣ̃νε̱ κ̇ε̱ θȣ́χ̇ετε̱ Κρίσ̈τ; Τε̱ γ̇ίθ᾽ ι
23 θόνε̱, Λ̇ετε̱ κρυκ̇ε̱ζόνετε̱. Εδε κ̇ιβερ-
νιτᾶρι θά, Πε̱ρσέ; τσ̈᾽ τε̱ κέκ̇ε κᾶ
bέ̱ρε̱; Πό ατά bε̱ρτίσνινε̱ μέ̱ τέπε̱ρε̱,
24 τȣκε θέ̱νε̱, Λ̇ετε̱ κρυκ̇ε̱ζόνετε̱. Εδέ Πι-
λάτι σι πᾶ, σε σ᾽ κᾶ dobĩ, πό μέ̱ τέπε̱ρε̱

ἔνιψε τὰς χεῖρας αὐτοῦ ἔμπροσθεν
τοῦ ὄχλου, λέγων, Ἀθῶος εἶμαι ἀπὸ
τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς
25 ὄψεσθε. Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς
εἶπε, Τὸ αἷμα αὐτοῦ ἂς εἶναι ἐφ' ἡμᾶς,
καὶ ἐπὶ τὰ τέκνα ἡμῶν,

26 Τότε ἀπέλυσεν εἰς αὐτοὺς τὸν Βαραββᾶν·
τὸν δὲ Ἰησοῦν μαστιγώσας,
παρέδωκε διὰ νὰ σταυρωθῇ.

27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος,
παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πρετώριον,
συνήθροισαν ἐπ' αὐτὸν ὅλον τὸ
28 τάγμα τῶν στρατιωτῶν. Καὶ ἐκδύσαντες
αὐτὸν, ἐνέδυσαν αὐτὸν χλαμύδα
29 κοκκίνην. Καὶ πλέξαντες στέφανον ἐξ
ἀκανθῶν, ἔθεσαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
καὶ κάλαμον εἰς τὴν δεξιὰν αὐτοῦ·
καὶ γονυπετήσαντες ἔμπροσθεν
αὐτοῦ, ἐνέπαιζον αὐτὸν, λέγοντες,
30 Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων. Καὶ
ἐμπτύσαντες εἰς αὐτὸν, ἔλαβον τὸν κάλαμον,
καὶ ἔτυπτον εἰς τὴν καφαλὴν
31 αὐτοῦ. Καὶ ἀφοῦ ἐνέπαιξαν αὐτὸν, ἐξέδυσαν
αὐτὸν τὴν χλαμύδα, καὶ ἐνέδυσαν
αὐτὸν τὰ ἱμάτια αὐτοῦ· καὶ ἔφεραν
αὐτὸν διὰ νὰ σταυρώσωσιν.

32 Ἐνῷ δὲ ἐξήρχοντο, εὗρον ἄνθρωπον
Κυρηναῖον ὀνομαζόμενον Σίμωνα·
τοῦτον ἠγγάρευσαν διὰ νὰ σηκώσῃ τὸν
33 σταυρὸν αὐτοῦ. Καὶ ὅτε ἦλθον εἰς
τόπον λεγόμενον Γολγοθᾶ, ὅστις λέ-
34 γεται Κρανίου τόπος, ἔδωκαν εἰς αὐτὸν
νὰ πίῃ ὄξος μεμιγμένον μετὰ χολῆς·
καὶ γευθεὶς δὲν ἤθελε νὰ πίῃ.

35 Ἀφοῦ δὲ ἐσταύρωσαν αὐτὸν, διεμερίσθησαν
τὰ ἱμάτια αὐτοῦ, βάλλοντες
κλῆρον· διὰ νὰ πληρωθῇ τὸ ῥηθὲν ὑπὸ
τοῦ προφήτου, Διεμερίσθησαν τὰ ἱμάτιά
μου εἰς ἑαυτοὺς, καὶ ἐπὶ τὸν ἱμα-

τραζύρε̱ bε̱νετε̱, μόρι 8jε̱, ε λᾶ8 d8αρτε̱
πε̱ρπάρα γ̇ένdε̱jεσε̱, τ8κε θε̱νε̱, Παφάj
jάμ νγα γ̇άκ8 ι κε̱τῖ τε̱ dρέϊτι:
25 j8 ε κένι πε̱ρ τε̱ πάρε̱. Εδέ γ̇ίθε̱
λα8ζι 8πε̱ργ̇έκ̇ ε θά, Γ̇άκ8 ι ατῖ
κ̇όφτε̱ μbι νε̃, εδέ μbι bίjτ τάνε̱.

26 Ατε̱χ̇έρε 8 λε̱σ̈οῖ ατύρε Βαραϐϐᾶνε̱:
εδέ Jισ8̃νε̱ σί ε ρ̇άχ̇8 με
σ̈8φρε̱, ε δά νdε̱ρ d8αρ κ̇ε̱ τε̱ κρυκ̇ε̱ζόνετε̱.

27 Ατε̱χ̇έρε 8σ̈τε̱τόρε̱τ' ε κ̇ιϐερνιτᾶριτ
μ8αρνε̱ με ϐέτε̱χ̇ε Jισ8νε̱ νdε̱
ϐε̱ντ τε̱ γ̇ῦκ̇ιτ, εδέ μbε̱λόθνε̱ μbι
28 ατέ̱ γ̇ίθε̱ τ8φε̱ν' ε 8στε̱τόρε̱ϐετ. Εδέ
ε σϐέσ̈νε̱, ε ι ϐέσ̈νε̱ ατῖ ν̇έ̱ χ̇λα-
29 μίδε̱ τε̱ κ8κ̇ε. Εδέ γ̇ε̱ρσ̈ετ8ανε̱ ν̇έ̱
κ8ρόρε̱ φέρασ̈, ε ια ϐ8̃νε̱ μbι κρῦετ,
εδέ ι δάνε̱ ν̇έ̱ καλάμ νdε̱ dόρε̱ τε̱
dιάθτε̱: εδέ ράνε̱ μbε̱ γ̇8ν̇ πε̱ρπάρα
ατῖ, εδέ ε πε̱ρκ̇έσ̈νινε̱, τ8κε
θε̱νε̱, Γε̱ζόν8, ο μbε̱ρέτ ι J8δένϐετ.
30 Εδέ σι ε πε̱σ̈τύτνε̱, μ8αρνε̱ καλάμιν'
31 ε ι bίνινε̱ κρε̃σ' ατῖ. Εδέ πασσί
ε πε̱ρκ̇έσ̈νε̱, ι σϐέσ̈νε̱ χ̇λαμίδε̱νε̱,
εδέ ι ϐέσ̈νε̱ ρ̇όbατ' ε τίjα: εδέ ε
σ̈π8νε̱ τα κρυκ̇ε̱ζόν̇ε̱νε̱.

32 Εδέ τ8κε dάλε̱, γ̇έτνε̱ ν̇έ̱ ν̇ερῖ
Κ̇υρινέας, κ̇ε̱ ε κίσ̈τε έμε̱ρινε̱ Σιμόν:
κε̱τέ̱ ε ζ8̃ν' ανγαρῖ κ̇ε̱ τε̱ νγρέρε̱
33 κρύκ̇ιν' ε ατῖ. Εδέ κ8ρ έρθνε̱ νdε̱
ϐε̱ντ κ̇ε̱ θ8χ̇ετε̱ Γολγοθᾶ, αύ ε̱σ̈τε̱,
34 κ̇ε̱ θ8χ̇ετε̱ ϐε̱νdι ι Κρέσε̱, ι δάνε̱ τε̱
πίjε̱ 8θ8λε̱ πε̱ρζίερε̱ με τ' ε̱μbε̱λε̱:
πό αῦ σι 8νγ̇ε̱ρ8α, ν8κε̱ dέσ̈ τε̱
πίjε̱.

35 Εδέ σι ε κρυκ̇ε̱ζ8ανε̱, χ̇όθνε̱ σ̈όρτε̱,
ε νdάνε̱ ρ̇όbατ' ε ατῖ: κ̇ε̱ τε̱ μb8σ̈ετε̱
τσ̈' ε̱σ̈τε̱ θε̱νε̱ νγα προφίτι,
Νdάνε̱ ρ̇όbατ' ε μίjα μbε̱ ϐέτε̱χ̇ε
τε̱ τύρε, εδέ χ̇όθνε̱ σ̈όρτε̱ μbι τε̱

36 τισμόν μου ἔβαλον κλῆρον. Καὶ καθήμενοι
37 ἐφύλαττον αὐτὸν ἐκεῖ. Καὶ
ἔθεσαν ἐπάνωθεν τῆς κεφαλῆς αὐτοῦ
τὴν κατηγορίαν αὐτοῦ γεγραμμένην,
ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ο ΒΑΣΙΛΕΥΣ
ΤΩΝ ΙΟΥΔΑΙΩΝ.

38 Τότε ἐσταυρώθησαν μετ' αὐτοῦ δύο
λησταί, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ ἀριστερῶν.

39 Οἱ δὲ διαβαίνοντες ἐβλασφήμουν αὐτόν,
κινοῦντες τὰς κεφαλὰς αὐτῶν,
40 καὶ λέγοντες, Ὁ χαλῶν τὸν ναὸν, καὶ
διὰ τριῶν ἡμερῶν οἰκοδομῶν, σῶσον
σεαυτόν· ἂν ἦσαι Υἱὸς τοῦ Θεοῦ, κατάβα
41 ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως δὲ
καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν
γραμματέων καὶ πρεσβυτέρων ἔλεγον,
42 Ἄλλους ἔσωσεν, ἑαυτὸν δὲν δύναται
νὰ σώσῃ· ἂν ἦναι βασιλεὺς τοῦ Ἰσραὴλ,
ἂς καταβῇ τώρα ἀπὸ τοῦ σταυροῦ,
καὶ θέλομεν πιστεύσει εἰς αὐτόν·
43 πέποιθεν ἐπὶ τὸν Θεόν· ἂς σώσῃ τώρα
αὐτὸν, ἐὰν θέλῃ αὐτόν· ἐπειδὴ εἶπεν,
44 Ὅτι Θεοῦ Υἱὸς εἶμαι· Τὸ αὐτὸ
δὲ καὶ οἱ λησταὶ οἱ συσταυρωθέντες
μετ' αὐτοῦ, ὠνείδιζον εἰς αὐτόν.

45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἔγεινεν
ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης.

46 Περὶ δὲ τὴν ἐννάτην ὥραν ἀνεβόησεν
ὁ Ἰησοῦς μετὰ φωνῆς μεγάλης,
λέγων, Ἠλὶ, Ἠλὶ, λαμὰ σαβαχθανί;
τουτέστι, Θεέ μου, Θεέ μου, διὰ τί
47 μὲ ἐγκατέλιπες; Καὶ τινὲς τῶν ἐκεῖ
ἑστώτων, ἀκούσαντες, ἔλεγον, Ὅτι τὸν
48 Ἠλίαν φωνάζει οὗτος. Καὶ εὐθὺς ἔδραμεν
εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον,
καὶ γεμίσας ὄξος, καὶ περιθέσας
49 εἰς κάλαμον, ἐπότιζεν αὐτὸν, Οἱ δὲ

36 ϐέσ̈8ριτ τίμ. Εδέ τ8κε νdέν̇8ρε̱
37 ρ8ανιν' ατέ̱ ατιέ. Εδέ ϐ8̃νε̱ σίπε̱ρ
κρέσε̱ ατῖ π8́νε̱ν' ε ατῖ σ̈κρ8́αρε̱,
Κύϊ έ̱σ̈τε̱ Jισ8ῒ μbε̱ρέτι J8δέν̇ϐετ.

38 Ατε̱χ̇έρε κρυκ̇ε̱ζόνενε̱ bάσ̈κε̱ με
ατέ̱ dύ κ8ρσάρε̱, ν̇έ̱ μb άνε̱ τε̱
dιάθτε̱ εδέ ν̇έ̱ μb' άνε̱ τε̱ μέ̱νγ̇ε̱ρε̱.
39 Εδέ ατά κ̇ε̱ σ̈κόνινε̱ πε̱ράνε̱ ϐλασφιμίσινε̱
τ8κε τ8́νd8ρε̱ κρέρε̱τ' ε τύρε,
40 ε τ8κε θέ̱νε̱, Τί κ̇ε̱ πρίσ̈ τέμπ8́λινε̱,
εδέ ε νdε̱ρτόν πε̱ρ τρῖ dίτ, σ̈πε̱τό
ϐέτε̱χ̇ενε̱ τέ̱νdε: νdε̱ jε̃ ι Bῖρ ι
41 Περε̱νdίσε̱, σbρίτ νγα κρύκ̇ι. Κε̱σ̈τ8́
εδέ κρυε-πρίφτε̱ριτε̱ τ8κε ε πε̱ρκ̇έσ̈8ρε̱
bάσ̈κε̱ με σ̈κ̇ρόν̇ε̱σιτ' εδέ με
42 πλ̇έκ̇τε̱ θόσ̈ινε̱, Τε̱ τιέρε̱ σ̈πε̱τοῒ,
ϐέτε̱χ̇εν' ε τί ν8κε̱ μ8́ντ τα σ̈πε̱τόν̇ε̱:
νd' έ̱σ̈τε̱ μbε̱ρέτ' ι Ισραΐλιτ,
λ̇ετε̱ σbρέσε̱ νdασ̈τί νγα κρύκ̇ι, εδέ
43 τ'ι μbεσόϊμε̱· σ̈πε̱ρέντε μbε̱ Περε̱νdίνε̱:
λ̇έτα σ̈πε̱τόν̇ε̱ νdασ̈τί, νdε̱ ε dάσ̈τε̱:
σεπσέ θά, Σε jάμ Bῖρ Περε̱νdίε.
44 Ασ̈τ8 εδέ κ8ρσάρε̱τε̱ κ̇ε̱ ίσ̈ινε̱ κρυκ̇ε̱ζ8́αρε̱
bάσ̈κε̱ με ατέ̱, ε σ̈άνινε̱.

45 Εδέ κ̇ε̱ μbε̱ τε̱ γ̇άσ̈ττε̱ν' όρε̱ 8bε̱ ν̇ε̱
ερε̱σίρε̱ μbι γ̇ίθε̱ δε̃νε̱, γ̇ερ μbε̱ τε̱
νέ̱νττε̱ν' όρε̱.

46 Εδέ μbε̱ τε̱ νέ̱νττε̱ν' όρε̱ Jισ8ῒ
bε̱ρτίτι με ζε̱̃ τε̱ μάθ, τ8κε θέ̱νε̱,
Ιλῖ, Ιλῖ, λαμά σαϐαχ̇θανῖ; κ̇ε̱ dό
με θέ̱νε̱, Περε̱νdία ίμ, Περε̱νdία
ίμ, πε̱ρσέ χ̇όκ̇ε dόρε̱ πρέϊ μέjε;
47 Εδέ τσά νγα ατά κ̇ε̱ ίσ̈ινε̱ ατιέ
κ8ρ dε̱γ̇8́ανε̱, θάνε̱, Σε κύϊ πο θε̱ρέτ
48 Ιλίνε̱. Εδέ πε̱ρν̇ε̱χ̇έρε̱ 8λ̇ε̱σ̈8α ν̇έ̱ νγα
ατά, ε μόρι ν̇έ̱ σφ8νγᾶρ, εδέ ε
μb8́σ̈ι με 8θ8λε̱, εδέ ε ϐ8̃ρι μbε̱ ν̇έ̱
49 καλάμ, ε ι έπτε τε̱ πίjε̱. Εδέ τε̱

λοιποὶ ἔλεγον, Ἄφες, ἂς ἴδωμεν ἂν ἔρχηται ὁ Ἠλίας νὰ σώσῃ αὐτόν.

50 Ὁ δὲ Ἰησοῦς κράξας μετὰ φωνῆς μεγάλης, ἀφῆκε τὸ πνεῦμα.

51 Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ
ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω·
καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐ-
52 σχίσθησαν, καὶ τὰ μνημεῖα ἠνοίχθη-
σαν, καὶ πολλὰ σώματα τῶν κεκοι-
53 μημένων ἁγίων ἀνέστησαν. Καὶ ἐξελ-
θόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἀνάστασιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν εἰς πολλούς.

54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ φυλάττοντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς Θεοῦ Υἱὸς ἦτο οὗτος

55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαί·
ἀπὸ μακρόθεν θεωροῦσαι· αἵτινες ἠκο-
λούθησαν τὸν Ἰησοῦν ἀπὸ τῆς Γαλι-
56 λαίας, ὑπηρετοῦσαι αὐτόν· μεταξὺ τῶν
ὁποίων ἦτο Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ μήτηρ τοῦ Ἰακώβου καὶ Ἰωσῆ, καὶ ἡ Μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

57 Ὅτε δὲ ἔγεινεν ἑσπέρα, ἦλθεν ἄνθρω-
πος πλούσιος ἀπὸ Ἀριμαθαίας, τὸ ὄ-
νομα Ἰωσήφ, ὅστις καὶ αὐτὸς ἐμαθή-
58 τευσεν εἰς τὸν Ἰησοῦν. Οὗτος ἐλθὼν
πρὸς τὸν Πιλάτον, ἐζήτησε τὸ σῶμα
τοῦ Ἰησοῦ. Τότε ὁ Πιλάτος προσέταξε νὰ
59 ἀποδοθῇ τὸ σῶμα. Καὶ λαβὼν τὸ σῶμα
ὁ Ἰωσήφ, ἐτύλιξεν αὐτὸ μὲ σινδόνα
60 καθαρὰν, καὶ ἔθεσεν αὐτὸ ἐν τῷ νέῳ
αὐτοῦ μνημείῳ, τὸ ὁποῖον ἐλατώμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν εἰς τὴν θύραν τοῦ μνημείου,
61 ἀνεχώρησεν. Ἦτο δὲ ἐκεῖ Μαρία ἡ

τιέριτε̨ θόσ̈ινε, Ȧετε̨ σ̈όχμε̨ νdε̨ κ̇όφτε̨ σε ϐιέν Ιλία τα σ̈πε̨τόν̇ε̨.

50 Εδέ Jισȣ̃ῖ πε̨ρσε̨ρῖ bε̨ρτίτι με ζε̨̃ τε̨ μάθ, ε δά σ̈πίρτινε̨.

51 Εδέ jά κȣρτῖν' ε τέμπȣλιτ τεκ
ȣτσ̈ᾶ μbε̨ dῡ, πρέῖ σε̨ λ̇άρτι γ̇ερ
πόσ̈τε̨: εδέ δε̄ȣ ȣτȣ́ντ, εδέ γȣ́ρε̨τε̨
52 πλ̇άσνε̨, εδέ ϐάρ̇ετ' ȣχ̇άπνε̨, εδέ
σ̈ȣ́με̨ τρȣ́πε σ̈ε̨ν̇τόρε̨σ̈ κ̇ε̨ κίσ̈ινε̨ ϐdέ-
53 κȣρε̨ ȣνγ̇ᾶλνε̨. Εδέ dȣ́αλνε̨ νγα
ϐάρ̇ετε̨ πας τε̨ νγ̇άλȣριτ' ατῖ, ε χ̇ῡνε̨ νdε̨ κ̇υτέτ τε̨ σ̈ε̨ν̇τε̨ρȣ́αρε̨, εδέ ȣdȣ́κνε̨ μbε̨ σ̈ȣμε̨ ϐέτε̨.

54 Ε̣δέ ȣρδε̨ρ-κ̇ίνdε̨σι εδέ ατά κ̇ε̨ ίσ̈ινε̨ bάσ̈κε̨ με ατέ̨ τȣκε ρȣ́αῖτȣρε̨ Jισȣνε̨, κȣρ πάνε̨ τε̨ρμέτιν' εδέ τσ̈' πȣ́νε̨ρα ȣbέ̨νε̨, ȣφρικε̨σȣανε̨ φόρτ, ε θάνε̨, Με τε̨ ϐε̨ρτέτε̨ κύϊ πάσκα κ̇έ̨νε̨ Βίρ Περε̨νdίε.

55 Εδέ ατιέ ίσ̈ινε̨ σ̈ȣ́με̨ γρᾶ: τȣκε
ϐέ̨νε̨ ρέ πε̨ρ σε̨ λ̇άργȣ: τε̨ τσίλ̇ατε̨ κί-
σ̈ινε̨ ϐάτȣρε̨ πράπα Jισȣ̃ῒτ νγα Γα-
56 λ̇ιλ̇έα, τȣκε ι σ̈ε̨ρbύερ' ατῖ: νdε̨ρ
ατό ίσ̈τε Μαρία Μαγδαλ̇ινί, εδέ Μαρία ε ε̨̄μ' ε Jακόϐιτ εδέ Jοσίȣτ, εδέ ε έ̨μ' ε τε̨ bίjϐετ Ζεϐεδέȣτ.

57 Εδέ σι ȣνγρύς, έρδι ν̇έ̨ ν̇ερῖ ι πά-
σȣρε̨ νγα Αριμαθέα, κ̇ε̨ ε κίσ̈τε έμε̨-
ρινε̨ Jοσίφ, κ̇ε̨ εδέ αύ ϐέτε̨ κίσ̈τε
58 πάσȣρε̨ κ̇έ̨νε̨ νdσέ̨νε̨ς τε Jισȣ̃ῖ. Κύϊ
ϐάτε τε Πιλάτι, ε λ̇ύπι τρȣ̃πιν' ε
Jισȣ̃ῒτ. Ατε̨χ̇έρε Πιλάτι ȣρδε̨ρο̃ῖ τ'ι
59 έπετε̨ τρȣ́πι. Εδέ Jοσίφι μόρι τρȣ́πνε̨,
εδέ ε πε̨σ̈τόλι με πε̨λ̇χ̇ȣρε̨ τε̨
60 πάστρε̨, εδέ ε ϐȣ̃ρι νdε̨ ϐάρ̇τ τε̨ τί
τε̨ ρίνε̨, κ̇ε̨ ε κίσ̈τε ρε̨μȣ́αρε̨ νdε̨ σ̈κέ̨μπτ τε̨ γȣ̃ριτ: εδέ σι ρ̇ȣκȣλίσι ν̇έ̨ γȣ̃ρ τε̨ μάθ νdε̨ dέρε̨τ τε̨ ϐάρ̇ιτ, ίκȣ.
61 Εδέ ατιέ ίσ̈τε Μαρία Μαγδαλ̇ινῖ,

Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία, κα-
θήμεναι ἀπέναντι τοῦ τάφου.
62 Καὶ τῇ ἐπαύριον, ἥτις εἶναι μετὰ
τὴν παρασκευὴν, συνήχθησαν οἱ ἀρ-
χιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς τὸν Πι-
63 λάτον, λέγοντες, Κύριε, ἐνεθυμήθημεν,
ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν,
Μετὰ τρεῖς ἡμέρας θέλω ἀναστηθῇ.
64 Πρόσταξον λοιπὸν νὰ ἀσφαλισθῇ ὁ τά-
φος ἕως τῆς τρίτης ἡμέρας, μήποτε
οἱ μαθηταὶ αὐτοῦ ἐλθόντες διὰ νυκτὸς
κλέψωσιν αὐτὸν, καὶ εἴπωσι πρὸς τὸν
λαὸν, Ἀνέστη ἐκ τῶν νεκρῶν· καὶ θέ-
λει εἶσθαι ἡ ἐσχάτη πλάνη χειροτέρα
65 τῆς πρώτης, Εἶπε δὲ πρὸς αὐτοὺς ὁ
Πιλάτος, Ἔχετε φύλακας· ὑπάγετε,
66 ἀσφαλίσατε καθὼς ἐξεύρετε. Οἱ δὲ ὑ-
πῆγον, καὶ ἠσφάλισαν τὸν τάφον,
σφραγίσαντες τὸν λίθον, καὶ ἐπιστή-
σαντες τοὺς φύλακας.

Κεφ. κη'.

1 ἈΦΟΥ δὲ ἐπέρασε τὸ σάββατον,
περὶ τὰ χαράγματα τῆς πρώτης ἡμέρας
τῆς ἑβδομάδος, ἦλθε Μαρία ἡ Μαγ-
δαληνὴ, καὶ ἡ ἄλλη Μαρία, διὰ νὰ
2 θεωρήσωσι τὸν τάφον. Καὶ ἰδοὺ, ἔγεινε
σεισμὸς μέγας· διότι ἄγγελος Κυρίου
καταβὰς ἐξ οὐρανοῦ, ἦλθε καὶ ἀπεκύ-
λισε τὸν λίθον ἀπὸ τῆς θύρας, καὶ
3 ἐκάθητο ἐπάνω αὐτοῦ. Ἦτο δὲ ἡ ὄ-
ψις αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα
4 αὐτοῦ λευκὸν ὡς ἡ χιών. Καὶ ἀπὸ
τοῦ φόβου αὐτοῦ ἐταράχθησαν οἱ φύ-
5 λακες, καὶ ἔγειναν ὡς νεκροί. Ἀπο-
κριθεὶς δὲ ὁ ἄγγελος εἶπε πρὸς τὰς
γυναῖκας, Μὴ φοβεῖσθε σεῖς· διότι ἐ-
ξεύρω ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον
6 ζητεῖτε. Δὲν εἶναι ἐδῶ· διότι ἀνέστη,
καθὼς εἶπεν· ἔλθετε, ἴδετε τὸν τόπον
7 ὅπου ἔκειτο ὁ Κύριος. Καὶ ὑπάγετε

εδέ Μαρία τιάτε̱ρε̱, τȣκε νdένȣρε̱
κȣνdρȣ́ελ ϐάρ̇ιτ.
62 Εδέ μbε̱ τε̱ νέσε̱ρμενε̱, κ̇ε̱ έ̱σ̈τε̱
πας σε̱ κρέ̱μτεσε̱, ȣμbε̱λ̇όθνε̱ κρυε-
πρίφτε̱ριτ' εδέ Φαρισέ̱jτε̱ τε Πιλάτι,
63 τȣκε θέ̱νε̱, Ζότ, νέϐε μbάϊμε̱ μέ̱ντ,
σε αύ γε̱ν̇εσ̈τᾶρ̇ι θα κȣρ κ̇έ γ̇άλε̱,
σε Πας τρῖ dίτσ̈ dοτε̱ νγ̇ᾶλεμ.
64 Ȣρδε̱ρό πρᾶ τε̱ ρȣ̇χετε̱ ϐάρ̇ι γ̇ερ
μbε̱ τε̱ τρέτε̱νε̱ dίτε̱, σε μος ϐίν̇ε̱νε̱
νdσέ̱νε̱σιτ' ε ατῖ νάτε̱ν' εδέ ε ϐιέ-
δε̱νε̱, εδέ ι θόνε̱ λαȣ́ζιτ, σε Ȣνγ̇ᾶλ
νγα τε̱ ϐdέκȣριτε̱: εδέ γε̱ν̇έσ̈τρ' ε
παστάϊμε dοτε̱ jέτε̱ μέ̱ ε κέκ̇ε
65 σε ε πάρα. Εδέ Πιλάτι ȣ θά ατύρε,
Κένι ρȣαῖτε̱σε: σ̈κόνι, ε σιγȣρόενι σι
66 τε̱ dίνι. Εδέ ατά ϐάνε̱, ε σιγȣρȣ́ανε̱
ϐάρ̇ινε̱, τȣκε ϐȣλ̇όσȣρε̱ γȣ́ρινε̱, bάσ̈κε̱
με ρȣ́αϊτε̱σιτ.

Κρε̱ῖ 28.

1 Εδέ σι σ̈κοῖ ε σ̈ε̱τȣ́να, τȣκε γε̱-
δῖρ̇' ε dιέλ̇ε̱ ε πάρα dίτε̱ ε jάϐε̱σε̱,
έρδι Μαρία Μαγδαλ̇ινῖ, εδέ Μαρία
2 τιάτε̱ρε̱, κ̇ε̱ τε̱ σ̈ίχ̇ινε̱ ϐάρ̇ε̱. Εδέ jά
τεκ ȣbε̱ ν̇έ̱ τε̱ρμέτ ι μάθ: σεπσέ
έ̱νγ̇ε̱λ' ι Ζότιτ σbρίτι νγα κ̇ιέλι, εδέ
έρδι ε ρ̇ȣκȣλίσι γȣ́ρινε̱ νγα dέρα
3 ε ϐάρ̇ιτ, εδέ ρ̇ίντε σίπε̱ρ ατῖ. Εδέ
φάκ̇εjα ε ατῖ ίσ̈τε ποσί ϐετε̱τίμε̱,
εδέ ρ̇όbεjα ε ατῖ ε bάρδε̱ ποσί bόρα.
4 Εδέ ατά κ̇ε̱ ρȣ́ανιν' ȣτρέ̱μπνε̱ νγα
φρίκ' ε ατῖ, εδέ ȣbέ̱νε̱ ποσί τε̱ ϐdέ-
5 κȣρε̱. Εδέ έ̱νγ̇ε̱λι ȣπε̱ργ̇έκ̇ ε ȣ θά
γρᾶϐετ, Μος κίνι φρίκε̱: σεπσέ ε
dί σε κε̱ρκόνι Jισȣ̃νε̱ κ̇ε̱ ȣκρυκ̇ε̱-
6 ζȣ́α. Νȣκ' έ̱σ̈τε̱ κε̱τȣ́: σεπσέ ȣνγᾶλ,
σικȣ́νdρε̱ πάτ θέ̱νε̱: έ̱jανι, σ̈ίχνι ϐέ̱ν-
7 dινε̱ κȣ dίργ̇εϊ Ζότι. Εδέ σ̈κόνι σ̈πέϊτ'

ταχέως, καὶ εἴπατε πρὸς τοὺς μαθη-
τὰς αὐτοῦ, ὅτι ἀνέστη ἐκ τῶν νεκρῶν.
καὶ ἰδοὺ, ὑπάγει πρότερον ὑμῶν εἰς
τὴν Γαλιλαίαν· ἐκεῖ θέλετε ἰδεῖ αὐ-
τόν· ἰδοὺ, σᾶς εἶπον.

8 Καὶ ἐξελθοῦσαι ταχέως ἀπὸ τοῦ
μνημείου μετὰ φόβου καὶ χαρᾶς με-
γάλης, ἔδραμον νὰ ἀπαγγείλωσι πρὸς
τοὺς μαθητὰς αὐτοῦ.

9 Ἐνῷ δὲ ἤρχοντο νὰ ἀπαγγείλωσι
πρὸς τοὺς μαθητὰς αὐτοῦ, ἰδοὺ, ὁ Ἰη-
σοῦς ἀπήντησεν αὐτὰς, λέγων, Χαίρε-
τε. Καὶ ἐκεῖναι προσελθοῦσαι, ἐπία-
σαν τοὺς πόδας αὐτοῦ, καὶ προσεκύ-
10 νησαν αὐτόν. Τότε λέγει πρὸς αὐτὰς
ὁ Ἰησοῦς, Μὴ φοβεῖσθε· ὑπάγετε, ἀ-
παγγείλατε πρὸς τοὺς ἀδελφούς μου,
διὰ νὰ ὑπάγωσιν εἰς τὴν Γαλιλαίαν·
καὶ ἐκεῖ θέλουσι μὲ ἰδεῖ.

11 Ἐνῷ δὲ αὐταὶ ἀπήρχοντο, ἰδοὺ,
τινὲς τῶν φάλάκων, ἐλθόντες εἰς τὴν
πόλιν, ἀπήγγειλαν πρὸς τοὺς ἀρχιε-
12 ρεῖς πάντα τὰ γενόμενα. Καὶ συνα-
χθέντες μετὰ τῶν πρέσβυτέρων. καὶ
συμβουλευθέντες, ἔδωκαν εἰς τοὺς
13 στρατιώτας ἀργύρια ἱκανὰ, λέγοντες,
Εἴπατε, Ὅτι οἱ μαθηταὶ αὐτοῦ ἐλθόν-
τες διά νυκτὸς ἔκλεψαν αὐτὸν, ἐνῷ ἡ-
14 μεῖς ἐκοιμώμεθα. Καὶ ἐὰν ἀκουσθῇ
τοῦτο ἐνώπιον τοῦ ἡγεμόνος, ἡμεῖς
θέλομεν πείσει αὐτὸν, καὶ ἐσᾶς θέλο-
15 μεν κάμει ἀμερίμνους. Ἐκεῖνοι δὲ λα-
βόντες τὰ ἀργύρια, ἔπραξαν ὡς ἐδι-
δάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος
οὗτος παρὰ τοῖς Ἰουδαίοις μέχρι τῆς
σήμερον.

16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ὑπῆγον εἰς
τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος, ὅπου πα-
17 ρήγγειλεν εἰς αὐτοὺς ὁ Ἰησοῦς. Καὶ
ἰδόντες αὐτὸν, προσεκύνησαν αὐτόν·
18 τινὲς δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ
Ἰησοῦς ἐλάλησε πρὸς αὐτοὺς, λέγων,
Ἐδόθη εἰς ἐμὲ πᾶσα ἐξουσία ἐν οὐρα-

ε ȣ θόνι ν*d*σέ̱νε̱σε̱βετ ατί, σε ȣνγ̇ᾶλ
νγα τε̱ βdέκȣριτε̱: εδέ *j*ά τε πο
βέτε μέ̱ πε̱ρπάρα σε *j*ȣ ν*d*ε̱ Γα-
λ̇ιλ̇ε̃τ: ατιέ *d*ότα σ̈ίχ̇νι ατέ̱: *j*α τεκ
ȣ θασ̈ε̱ *j*ȣ́βε.

8 Εδέ ατό *d*ȣ́αλνε̱ σ̈πέϊτ νγα βάρ̇ι με
φρίκε̱ εδέ με γε̱ζίμ τε̱ μάθ, εδέ
ȣσȣ́λ̇νε̱ τ' ȣ άπε̱νε̱ ζέ̱ ν*d*σέ̱νε̱σε̱βετ
ατῖ.

9 Εδέ τȣκε βάϊτȣρε̱ τ' άπε̱νε̱ ζέ̱
ν*d*σέ̱νε̱σε̱βετ ατῖ, *j*ά Jισȣ̃ϊ τε πόκ̇ι
με ατό, ε ȣ θά, Γε̱ζόχ̇ι. Εδέ ατό ι
έρθνε̱ πε̱ράνε̱, ε ׃ ζȣ̃νε̱ κέ̱μbε̱τ' ατῖ,
10 εδέ ι ȣφάλ̇νε̱. Ατε̱χ̇έρε Jισȣ̃ϊ ȣ θά
ατύρε, Μος κίνι φρίκε̱: σ̈κόνι, ε έπνι
ζέ̱ βε̱λέ̱ζε̱ρετ μῖ, κ̇ε̱ τε̱ σ̈κόν̇ε̱νε̱ ν*d*ε̱
Γαλ̇ιλ̇ε̃τ: εδέ ατιέ *d*οτε̱ με̱ σ̈όχ̇ε̱νε̱.

11 Εδέ ατό τȣκε βάϊτȣρε̱, *j*ά τσά
νγα ρȣ́αϊτε̱σιτε̱ τεκ έρθνε̱ ν*d*ε̱ κ̇υτέτ,
ε ȣ δάνε̱ ζέ̱ κρυε-πρίφτε̱ρετ πε̱ρ
12 γ̇ίθε̱ σᾶ ȣbέ̱νε̱. Εδέ ατά ȣμbε̱λ̇όθνε̱
bάσ̈κε̱ με πλ̇έκτε̱, εδέ σι μȣ́αρνε̱
ε δάνε̱ κε̱σ̈ίλε̱, ȣ δάνε̱ ȣσ̈τε̱τόρε̱βετ
13 μ*j*άφτ αργέ̱ν*d*α, τȣκε θέ̱νε̱, Θόνι,
Σε ν*d*σέ̱νε̱σιτ' ε ατῖ έρθνε̱ νάτε̱ν'
14 εδέ ε βόθνε̱, κȣρ πο φλ̇ίνιμ νε̃. Εδέ
ν*d*ε̱ ȣ*d*ε̱γ̇όφτε̱ κε̱*j*ό νγα κ̇ιβερνιτᾶρι, νε̃
*d*οτ' ι μbȣ́σ̈με̱ μέ̱ν*d*ε̱*j*εν' ατῖ, εδέ
*d*οτε̱ bέ̱ϊμε̱ κ̇ε̱ *j*ȣ τε̱ μος κένι κȣ*j*-
15 *d*ές. Εδέ ατά σι μȣ́αρνε̱ αργέ̱ν-
*d*ατε̱, bέ̱νε̱ σικȣ́ν*d*ρε̱ ȣμε̱σȣ́ανε̱. Εδέ
κε̱*j*ό φιάλ̇ε̱ ȣχ̇άπ ν*d*ε̱πε̱ρ Jȣδέν̇τ
γ̇ερ μbε̱ *d*ίτε̱ τε̱ σόρμε.

16 Εδέ τε̱ ν̇ε̱-μbε̱-δίετε̱ ν*d*σέ̱νε̱σιτε̱
βάνε̱ ν*d*ε̱ Γαλ̇ιλ̇ε̃τ, ν*d*' ατέ̱ μάλ̇, κ̇ε̱
17 ι πάτ ποροσίτȣρ' Jισȣ̃ϊ. Εδέ κȣρ ε
πάνε̱, ι ȣφάλ̇νε̱ ατῖ: πό τσά νγα
18 ατά ίσ̈ινε̱ με *d*ῡ μέ̱ν*d*ε̱*j*ε. Εδέ Jισȣ̃ϊ
έρδι πε̱ράνε̱, ε ȣ φόλ̇ι ατύρε, τȣκε
θέ̱νε̱, Μ' ȣδά τσ̈' *d*ό πȣσ̈τέτ ν*d*ε̱ κ̇ιέλ

19 νῷ καὶ ἐπὶ γῆς. Πορευθέντες λοιπὸν
μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
20 Πνεύματος, διδάσκοντες αὐτοὺς νὰ φυλάττωσι πάντα ὅσα παρήγγειλα εἰς ἐσᾶς· καὶ ἰδού, ἐγὼ εἶμαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος· Ἀμήν.

19 εδέ μɓι δέτ. Σ̈κόνι πρᾶ ε με̱σόνι
γ̇ίθε̱ κόμɓετε̱, εδέ ι παγε̱ζ̈όνι μɓ'έμε̱ριτ τ' Α͂τιτ ε τε Βίριτ ε τε̱
20 Φρύμε̱σε̱ Σ̈ε̱ντε̱ρȣάρε̱, εδέ ι με̱σόνι ατά τε̱ ρȣάνε̱νε̱ γ̇ίθε̱ σᾶ ȣ κάμ ποροσίτȣρε̱ jȣϐε: εδέ jά ȣνε̱ τε jάμ ɓάσ̈κε̱ με jȣ γ̇ίθε̱ dίττε̱, γ̇ερ μɓε̱ τε̱ μɓαρȣάρε̱τ τε̱ jέτε̱σε̱: Αμίν.

BKSH

BKSH